Sammlung der griechischen Dialekt-Insch...

Hermann Collitz, Friedrich Bechtel, Johannes ...

Sammlung

der

griechischen Dialekt-Inschriften

von

J. Baunack, F. Bechtel, A. Bezzenberger, F. Blass, H. Collitz, W. Deecke, A. Fick, H. van Gelder, O. Hoffmann, R. Meister, P. Müllensiefen, W. Prellwitz.

Herausgegeben

von

Dr. H. Collitz und **Dr. F. Bechtel.**

Vierter Band. II. Heft.

Wortregister zum zweiten Bande

von

Dr. J. Baunack, Dr. H. Meyer und **Dr. C. Wendel.**

Göttingen
Verlag von Vandenhoeck & Ruprecht
1901.

Wortregister

zu den

Inschriften von Dodona, Achaia und Delphi

von

Heinrich Meyer und Carl Wendel.

Vorwort.

Als Herr Professor Bechtel die Anfertigung des delphischen Index, von der der Herausgeber der Inschriften in begreiflichem Überdruss Abstand genommen hatte, vor nunmehr 2½ Jahren mir übertrug, stand es ihm wie mir ausser Frage, dass ein vollständiger Wortindex die Aufgabe nicht sein könne. Die Abgrenzung und Gliederung der Register ergab sich im Verlaufe der Arbeit. Die Eigennamen sind vollständig aufgenommen, alles Übrige nur so weit, als es für die Grammatik des Dialektes, für den Wortschatz oder auch — im Wörterverzeichnis — sachlich wichtig erschien. Textesänderungen sind nur in seltenen Fällen, und dann unter Hinzufügung der Lesung des Herausgebers, vorgenommen. Das fertige Manuskript hat Herr Professor Bechtel einer gütigen Durchsicht unterzogen. Ihr verdankt der Index nicht nur die Befreiung von einer peinlichen Registrierung der orthographischen Zufälligkeiten und von manchem anderen Ballast, sondern auch positive Beiträge und vor allem eine bessernde und vereinfachende Umordnung des grammatischen Teiles. Schliesslich bin ich Herrn Professor Bechtel noch für seine aufopfernde Teilnahme an der Correctur zu grossem Danke verpflichtet.

Jüterbog, Altes Lager, 30. Juni 1901.

Carl Wendel.

Inhaltsverzeichnis der delphischen Inschriften.

Berichtigungen und Ergänzungen.

S. 183 Z. 4 l.: suche man unter „Wortformen“.

S. 186 Z. 6 Sg. Gen. Masc. auf *-ας*: *Δικαίας* 1732_{12}, *Πολύας* 2606_{2}, vielleicht *Πλειστέας* 2504_{21}. *Ὀρέστας* 1886_{10} halte ich mit Baunack für verschrieben.

S. 188 Z. 8 ergänze: Acc. Sg. *νιν* 1884_{23}.

S. 190 Z. 13 v. u. l. in der Klammer: *συμπιπίοκεν* BCH 22. 271.

Wortregister

zu den

Orakelinschriften von Dodona

und zu den

Inschriften von Achaia.

Von

Dr. Heinrich Meyer.

REGISTER ZU DEN ORAKELINSCHRIFTEN AUS DODONA.

ά 1582 a$_{2, 5}$, *ϝα* 1567$_{2, 2}$.
ἀγαθά nom. sg. 1568 A a$_{1}$, 1587 A$_{1}$.
ἀγαθᾶι 1567$_{1}$, °[*ι*] 1583$_{1}$.
ἀγαθάν 1568 B$_{1}$, 1582 a$_{1}$, [*ἀ*]*γαθ*(*άν*) 1563$_{1}$, [*ἀγ*]*αθάν* 1569 A$_{1}$, [*ἀ*](*γ*)*α*(*θ*)*ά*(*ν*) 1572$_{6}$, [*ἀ*]*γαθάν* 1577 a$_{1}$.
ἀγαθή 1596$_{1}$
ἀγαθήν 1561 A$_{2}$.
[*ἀγ*]*αθοί*? 1574 B$_{1}$.
ἀγαθόν 1568 B$_{2}$.
Ἀγάθων 1598 A$_{3}$.
Ἆγις 1586$_{1}$.
ἄγων 1568 A a$_{2}$.
ἀδελφᾶς 1587 A$_{5}$.
[*Ἀθ*]*ανίς*? 1585 A$_{5}$.
Ἀθηναῖος 1596$_{5}$.
αἰ 1557$_{3}$, 1569 B$_{3}$, 1572$_{2}$ Pomtow, 1578$_{4}$, (*α*)*ἰ* 1584 B$_{2}$, *αἴ* 1559 A$_{2}$.
Α[*ἴ*]*γλης* 1561 A$_{4}$.
αἰτεῖ 1561 A$_{1}$, 1596$_{3}$.
αἰτέωμαι 1589$_{1}$.
ἀλαθές 1575 B$_{3}$, (*ἀ*)[*λ*](*α*)*θέ*[*ς*] 1571 (St. Λ . . Λ Θ Ε).
ἄλλαν 1569 A$_{2}$, 1570.
ἅμα 1568 A a$_{3}$.
ΑΜΑΤΙ 1575 B$_{1}$.
Ἀμβρακιά[*τας*] 1564 A$_{2}$.
ἄμεινον 1561 B$_{2}$, 1564 A$_{9}$, 1575 A$_{2}$, 1580$_{7}$, 1582 a$_{4}$, 1585 A$_{3}$, 1587 A$_{9}$, [*ἄ*] 1574 A$_{3}$, [*ἄμε*] 1574 C$_{3}$, *ἄμει*[*νον*] 1588$_{3}$, *ἄ*(*μ*)[*εινο*](*ν*) 1572$_{8}$.
ἄμμεινομ 1583$_{2}$.
Ἀμύντας 1588$_{1}$.
Ἀνακτόριον 1561 C$_{2}$.
ἄναξ voc. 1596$_{2}$.
ἀνέκ[*λεψεν*] 1586$_{4}$.
ἀ(*ν*)*εκτ*[*όν*] 1557$_{3}$.
Ἀννύλα 1565 A$_{6}$.
Ἀντίοχο[*ς*] 1587 A$_{2}$.
ἀνώγεον 1581$_{4}$.
ἅπαντα 1582 a$_{6}$, *ἅπ*[*α*](*ν*)[*τα*] 1560 A$_{6}$.
ἅπασιν 1596$_{5}$, [*ἅ*]°[*ν*] 1597$_{5}$.
ἀπ(*ο*)*δ*[*όμεν*] 1581$_{5}$.
ἀπώλολ[*ε*] 1586$_{3}$, lies *ἀπόλωλε*.
ἄ[*ριστα*] 1562$_{3}$.
[*ἀρ*]*γύρροι* gen. 1557$_{2}$.
[*Ἀριστό*]*λαον* 1578$_{6}$.
Ἀρ(*ι*)*σ*[*τόλαος*] 1578$_{8}$.
Ἀριστομήδου 1596$_{4}$.
[*Ἀριστοφ*]*άντωι* 1581$_{4}$.
Ἀσκ[*λαπιόδωρος*] 1598 B. Pomtow.
ἀσφαλῆ 1590$_{4}$.
α[*ὐ*]*τί* 1590$_{2}$.
αὐτοί nom. pl. 1582 a$_{5}$.
αὐτοῖ dat. sg. 1559 A$_{2}$, *α*(*ὐ*)*τοῖ* 1560$_{3}$.
αὐτοῖς 1590$_{3}$.
αὐτός 1573$_{1}$.
αὐτοῦ 1564$_{4}$, 1565$_{4}$, 1597$_{4}$, [*α*]° 1587 A$_{5}$, *αὐτ*[*οῦ*] 1571 b$_{3}$.
αὐτῶι 1575 A$_{3}$, 1580$_{2}$, 1596$_{5}$, 1597$_{2, 3}$, *αὐτ*[*ῶι*] 1576 II a, [*αὐτ*]*ῶι* 1579$_{3}$.

βέλτιομ 1573$_{2}$.
βέλτιον 1557$_{4}$, °[*ν*] 1580$_{6}$, *βέλ*[*τ*]*ιον* 1572$_{5}$.

γενεᾶι 1575 A$_{3}$, [*γενε*]° 1597$_{2}$, [*γε*]*ν*[*ε*]*ᾶι* 1577 b$_{3}$.
γενεᾶ[*ς*] 1576 I b$_{1}$, (*γ*)[*ε*]*ν*[*ε*]*ᾶς* 1572$_{6}$.
γενειῆς 1561 A$_{3}$.
γενέσθαι 1579$_{7}$.
Γ(*λ*)*ύκε*[*ρος*] 1594 B b. Pomtow. (St. ΓΥΚΕ).
γνῶμεν inf. aor. 1575 B$_{2}$
γραφθῆμεν 1578$_{7}$.
γυνά 1582 a$_{2}$.
γυναικός 1561 A$_{3}$, 1568 B$_{2}$.

[*δαιμόν*]*οις* dat. pl. 1585 B b$_{2}$.
δαιμόνων 1582 a$_{3}$.
Δαμολ(*ά*)[*ω*] 1569 B$_{1}$.
δ[*έ*] 1581$_{6}$.
(*δ*)*εήματ*[*α*] 1569 A b$_{2}$.
δε[*ημάτων*] 1582 b$_{3}$.
(*δ*)*εῖ* 1584 A b$_{2}$. (St. ΛΕΙ).
(*Δ*)*εξίμαχος* 1584 B$_{2}$ (St. ΛΕΞΙΜΑΧΟΣ, ebenso 1593 A).
δέσποτα voc. 1596$_{2}$.
Δη[*ώναι*] 1564 A$_{3}$.
Δηώνα(*ν*) 1565 A$_{3}$.
Δί dat. 1557$_{1}$, 1583$_{1}$.
Δία 1559 A$_{1}$, 1560 B b$_{2}$,

1561A$_1$, 1565A$_2$, 1567$_3$, 1568 A b$_1$, 1574 C$_2$, 1586$_1$, 1590$_2$, °(α) 1587 A$_3$, Δ[ί]α 1564 B$_1$, 1591, (Δ)ί[α] 1568 B$_2$, Δ[ία] 1588$_2$.
Διεί 1582 a$_2$.
Διί 1564 A$_3$, 1575 B b.
δίκαον 1584 A$_4$.
Διόγνητος 1596$_4$.
Διονύσι[ος] 1572 d Robert.
Διός 1579$_1$.
Διώναι dat. sg. 1557$_1$, 1575A$_1$, 1582a$_2$, 1583$_2$, ΔΙΩΝΑΙ 1585 B a$_4$, Δ[ι]ώναι 1563$_3$, [Διώ]ναι 1576 II a, Δι[ώναι] 1575 B b.
Διώναν 1559 A$_2$, 1588$_3$, 1590$_2$, °[αν] 1560 A$_2$, 1574 A$_2$, 1585 A$_2$, 1593 B$_1$, Διών[α]ν 1587 A$_4$, [Δι]ώναν 1592A$_1$, Δ(ιώ)ν[αν] 1568 B$_2$, [Δι](ών)αν 1572$_1$.
Διώνη 1596$_2$.
ΔΙΟΝΕ dat. 1572 c (Διώναι?).
Διώνην 1561 A$_1$.
δοκῆι 1568 A a$_2$, $_2$.
(δ)[ό]κιμον 1580$_3$.
δοῦναι 1596$_5$, 1597$_3$.
Δωδοναῖοι 1596$_3$. (St. ΛΛΟΝΑΙΟΙ).
Δωδωναῖον 1568 A b$_1$.
Δωδώναν 1578$_5$.

ἑαυτοῦ 1596$_6$, ἑ[α](υτ)οῦ 1597$_4$.
ἐγώ 1558$_1$.
εἰ 1579$_2$. 1564 B$_2$.
εἴη 1566 A$_4$, 1573$_2$, 1587 A$_{10}$, ε[ἴ]η 1574 B b$_3$.
εἰς 1561 C$_{1, 2}$, 1564 A$_6$, 1587 B$_1$.
εἰσιόντος 1589$_3$.
ἐκ c. gen. 1561 A$_3$.
ἐ(κ)[γό]νοις 1596$_6$, (ἐ)[κγ]ό[νοις] 1597$_4$.
ἐκελήσατο 1578$_6$.
Ἐλίναν 1561 C$_1$.
ἐ(μ) c. dat. 1573$_1$.
ἔμειν 1568 A a$_2$.
ἐμπορευόμενος 1568 A a$_1$.
ἐν 1579$_6$.
ἐνέχει 1568 B$_3$.
ἐξ c. gen. 1565 A$_4$.
ἔξωθεν 1586$_4$.
ἐό[ντα] 1584 A$_5$.
ἐπανέθετο 1578$_4$.
ἔπειτα 1564 A$_6$. °[ειτα] 1577 b$_4$.
ἐπερωτᾶ 3. sg. ind. 1560A$_1$.
ἐπερωτᾶι 1561 A$_2$, °[ερωτᾶι] 1598 A$_2$.
ἐπερωτεῖ 1588$_1$.
[ἐ]περωτῆ 3. sg. ind. 1585 A$_1$.
ἐπερωτῶντι 1590$_1$.
ἐπί c. dat. 1584 A$_2$
ἐπί c. acc. 1589$_2$, [ἐ]° 1576 III$_2$, ἐ[π]ί 1563$_5$.
ἐπικοινᾶται 1557$_2$.
ἐπικοινῆται 1582 a$_1$, °[νῆται] 1575 A$_1$, [ἐπι]κοινῆτα[ι] 1583$_1$, [ἐπι]κοινῆ[ται] 1581$_1$.
ἐπ[ι]κοινῶνται 1563$_2$, [ἐπικοινῶντ]αι 1562$_1$.
ΕΠΙ.ΛΛΤΙΣ 1573 B (Ἐπί[κ](ρ)ατις?).
[ἐ](π)ιόν[τος] 1560 A$_4$.
ἐργαζόμενος 1575 A$_2$.
Ἑρμιόνα acc. sg. 1587B$_1$.
ἐρουτᾶι 1559 A$_1$.
ἐ(ρω)τᾶ 3. sg. ind. 1572$_6$.
[ἐρωτ]ᾶι 1568 B$_1$.
ἐρωτεῖ 1586$_1$, °[ωτ]° 1587 A$_2$.
ἐρωτῆ 1565 A$_1$, [ἐ](ρ)[ω]° 1577 a$_1$.
[ἐ]ς c. acc. 1578$_3$.
[ἐ]σαμάνατο 1578$_4$.
ἐ(σ)κιχρέμεν 1557$_4$.
(ἐ)σσεῖται 1580$_2$.
ἔστα[ι] 1561 A$_3$, ἔστ[αι] 1585A$_3$, ἔ(σ)[ται] 1581$_3$.
ἐστι 1557$_3$, 1559A$_2$, 1564 B$_2$. 1565 A$_4$, [ἐσ]τ(ι) 1560 A$_2$.
Ἐτ[εοκλεῖ] 1597$_3$.
Ἐ[τεοκλ](ῆ)ς 1597$_2$.
Εὔαν[δρος] 1582 a anm. (St. ΕΥΑΝ).
Εὔβανδρος 1582 a$_1$.
ε[ὐχάς] 1597$_3$.
εὐχόμενοι 1582 a$_4$, εὐχ[ό](μ)ενο(ι) 1563$_4$.
εὐχ[όμενος] 1566 A$_3$.
ἔχει 1561 A$_4$.

Ϝοικέοιε[ν] 1562$_4$.

Ζεῦ 1596$_3$, 1597$_1$.

ἤ 1561 C$_{2, 3}$, 1574 B$_2$, 1582 a$_{3, 3}$, 1587 A$_8$, 1589$_3$, ἤ 1569A$_2$, 1570.
ἠ 1561 A$_3$, C$_1$, 1565 A$_3$, 1568 A a$_1$, 1573$_1$, 1576 II a, 1580$_1$, 1583$_2$, 1586$_4$, 1588$_3$, 1589$_1$, 1590$_3$, Η 1584 A b$_2$, 1585 A$_5$.
ἦι 1590$_1$.
Ἡρακλ[ε]ίδας 1561 A$_1$.
ἥρωσι 1585 B b$_2$.
ἡρώων 1563$_4$, 1582 a$_3$, [ἡ]° 1582 b$_1$, [ἡρ]° 1566 A$_3$, ἡρ[ώω]ν 1587 A$_8$.

Θέμι dat. 1581$_3$.
Θέμι(σ)τι 1557$_3$.
Θέμιστο(ς) 1557$_3$.
θε(ο)ί 1582 a$_1$.
[θ]εοῖς 1585 B b$_1$.
θεόν 1561 A$_2$, 1563$_1$.
θεός 1574A$_1$, 1583$_1$, 1584 B$_1$, 1592A$_1$, 1598A$_{1, 2}$, °(ς) 1567$_1$, 1568B$_1$, °[ς] 1587A$_1$, [θ]εός 1585 B a$_1$, [θε]ός? 1577 b$_1$.

REGISTER ZU DEN INSCHRIFTEN ACHAIA'S UND SEINER COLONIEEN [1]).

---

[1]) Durch ein Versehen ist in 1634 eine Zeile ausgefallen. Es ist hinter *μηθείς*, Z. 15, einzuschalten: *μήτε τοῖς υἱοῖς αὐτοῦ, μηδὲ Νέαρχος μηδὲ* | [*τῶν υἱῶν αὐ*]*τοῦ μηθεὶς περὶ κτλ.*

μέν 1634_{11}, *μ[έν]* 1634_{6}.
Μενανδρίδα gen. 1614_{7}, °(*ν*)[*ανδρίδ*]*α* 1614_{4}.
Μενάνδρου 1612_{5}.
ΜΕΝΕΚΛΕΟϹ 1629c.
Μενέστρατο[ς] 1612_{44}.
Μένων 1606_{1}.
ΜΕΤΑ, ΜΕΤΑΓΟΝ, ΜΕΤΑΓΟΝΤΙΝΩΝ 1647.
[*μεταστή*]*σαντες* 1634_{19}.
μή $1614_{6, 8}$, $1615_{5, 6, 7}$, $1634_{10, 12, 20, 21}$, $1658_{7, 13, 15}$, °[*ή*] 1615_{14}.
μηδέ $1634_{15, 16}$.
μηθείς $1634_{15, 16}$.
μηθενί 1634_{12}.
[*μ*]*ηνί* 1614_{6}.
[*Μη*]*νόδωρος* 1612_{69} Fick.
μήτε 1634_{15}, °[*τε*] 1634_{15}.
ΜΗΤΡΟΔϢΡΟ[Ϲ] 1629c.
Μητρόφαντος 1673b$_{2}$.
Μίνκων 1639_{5}.
Μνασίας 1660_{1}.
Μνασιππίδ[α] 1612_{56}.
Μνάσων 1682_{54}.
μοι 1634_{11}.
μο(ῖ)ρα 1654_{5}.
[*Μο*]*σχόλαον* 1613_{12}.
Μοσχολάου 1613_{12}.
Μολώτα voc. 1672c$_{1}$.
Μυρτῶς 1646c.

ναύαρχος 1634_{7}.
Νέαρχος 1634_{15}.
Νεάρχωι 1634_{15}, °[*ά*]*ρ*-[*χωι*] 1634_{14}.
Νεοσ(τ)[ράτου] 1682_{48}.
Νευμηνίου 1612_{36}.
[*νεώ*]*τερον* 1614_{11}.
Νίκα 1647c.
Νίκα- 1642a.
Νικάδας 1612_{42}.
Νίκαια 1620.
Νικανδρίδα gen. 1636_{14}.
Νικάνορος 1612_{43}
Νίκαρχος $1612_{19, 53}$.
Νικάρχου 1612_{19}.
Νικέαι 1636_{8}.
Νικέας 1682_{36}.
Νικία gen. 1623.
Νικίας 1682_{49}
Νικίον 1664_{5}.
Νικοβούλου 1636_{9}
Νικο[ῖ] 1661a$_{1}$.
Νικόμαχος 1643_{1}.
Νικομένης 1612_{15}.
Νικοστράτα 1617b$_{1}$.
Νικόστρατος 1612_{77}.
Νίκυ[λλος] 1640b.
Νίκωνος 1612_{25}.
νομίζει $1658_{6, 13}$.
νόμιμον 1614_{10}.
[*νό*]*μισμα* 1613_{6}.
νυ 1657.

(*ξ*)*έν'* 1671_{1}.
Ξεν . . . 1682_{45}.
[*Ξ*]*ενάρεος* 1612_{34}.
Ξέναρχος 1612_{21}.
Ξένις 1628_{1}.
Ξεννώ 1664a$_{3}$.
Ξενόδοκος 1612_{36}.
Ξενοκράτεια 1664e.
Ξενότιμος 1682_{46}.
Ξενοχάρης 1612_{63}.
Ξενοφίλου 1616_{2}.

ὁ 1614_{10}, *ὅ* 1643_{2}.
ΟΒΟΛΟΣ 1647e.
οἱ 1614_{6}, 1615_{9}, $1634_{5, 6, 13, 16, 18}$.
οἷ 1615_{4}.
οἰκίαν 1634_{12}.
οἰκίστας 1640b, c.
ὄλβιε 1654_{14}.
ὄλβιον 1654_{4}.
Ὀλυμπίχου 1613_{16}.
Ὀλυμπίω gen. 1599.
Ὀλυμπίωνος 1636_{4}.
ὀμήροις 1636_{1}.
ὀ[μ]νύω 1634_{8}.
ὁμολογίαι 1634_{9}.
Ὁμονοία 1647b.
[*ὀμο*]*σάμ*[*ενος*] 1614_{21}.
ὀμοσαμένους 1614_{23}.
[*ὀμοσ*](*ά*)*σθω* 1614_{14}, [*ὀμοσά*](*σ*)*θω* 1614_{10}.
Ὀνάτας 1639_{7}.
ὄνομα $1613_{8, 11}$.
Ὀνομά[ρχου] 1682_{49}.
[*ὄντ*]*α* 1614_{3}.
ὄντ[ω] 1615_{11}.
Ὀπιταῖδι 1679_{4}.
Ὀπλοσμίου 1634_{18}.
ὀρθῶς 1614_{13}.
[*ὅ*](*ρ*)*κον* 1614_{22}, [*ὅρ*](*κ*)*ον* 1614_{15}, *ὅρ[κον]* 1614_{10}.
Ὀρχομένιοι $1634_{6, 13, 16}$.
Ὀρ[χομενίοις] 1634_{11}.
Ὀρχομενίωι 1636_{7}.
Ὀρχομενίων 1634_{21}.
Ὀρχόμενον 1634_{19}.
ὅς 1671_{2}.
ὅσα 1636_{12}.
ὅ[στις] 1634_{17}.
ὅτι 1613_{5}.
ΟΤΟΔΙΚΑ 1664d$_{3}$.
οὗ 1634_{12}.
οὐκ 1634_{10}, 1658_{11}, [*ο*]° 1658_{3}.
ὀφλέτω 1634_{17}.
ὀχήην? 1657.

Γ, ΓΑ (Pale) 1662.
ΓΑ, ΓΑΤΡ, ΠΑΤΡΕ-ΩΝ, ΠΑΤΡΕϢΝ 1629.
παῖδ[α] 1614_{12}.
παιδί 1671_{3}.
Παιδός 1648.
Παλέος 1659_{2}.
ΓΑΝ◁Θ, ΓΑΝDΟΜ-ΣΑ, ΓΑΝΔΟΣΙΝ, ΓΑΝΔΟΣΙΝΟΝ, ΓΑΝΔΟΣΙ ΝΙΚΟ 1641.
πάντα 1634_{14}, 1636_{12}, 1639_{3}.
Πανταλέ[οντ]ι 1613_{10}.
πάρ c. gen. 1615_{6}.
παρά c. gen. 1615_{5}.

Register

zu den

Inschriften von Delphi.

Von

Dr. Carl Wendel.

Erster Teil.

Grammatik.

Lautlehre.

(Was man hier vermisst, suche man im Lexikon.)

1. Vocale.

Kürzen.

ε erscheint vor *ϱ* zweimal als *α*: *πενταμαϱιτεύων* 2561 D$_{16}$; *δάϱματα* $_{16.37}$.

Längen.

ᾱ für ion. att. *η*.

Gedehntes *ε* erscheint als *η* in *ἐκεχηϱίαν* 2501$_{48.49}$ (doch *ἔγχεϱον* = *ἔγχειϱον* 2501$_{4}$), *Χηϱίας* 2502$_{128.191}$, 2562$_{21}$, *Χῆϱις* 2502$_{48.56}$. Vgl. *Χηϱίας Αἰτωλός* 2520$_{3}$, 2522$_{2}$, *Εὔχηϱος Ἀθηναῖος* 2581$_{73}$.

Diphthonge.

In den *ι*-Diphthongen *ι* häufig vor Vocal nicht geschrieben. Beispiele: *Ἀθηναῖς* 2154$_{14.19}$; *Ἑϱμάου* 2059$_{2}$; *Αιλαῖς, Αιλαεῖς* 2077$_{3.10}$; *φαωτάν* 2561 C$_{24}$. — *Ἀγαθόκλεα* 2324$_{10.15}$; *ἀνδϱέον* 1729$_{5}$, 1758$_{3}$; *Εὐγένεα* 2324$_{10.15}$. — *Βοαθόου* 1805$_{1}$, 1814$_{2}$ u. s. f.; *Εὐβοέων* 2517$_{5}$; *ποέω* 1709$_{8}$, 1716$_{6}$ u. s. f.

ε für *αι*: *Νίκεαν, Νικέας* 2257$_{11}$ neben *Νίκαια* $_{5}$.

η für *ει*: *ἀνδϱῆον* 1785$_{4}$, 2020$_{2}$, 2162$_{6}$ u. s. f.; *Ἀϱιστόκληα* 1825$_{2}$, 2213$_{2}$ u. s. f.; *Χαλησύς, Χαλησῖς, Χαληῖς* 1908$_{23}$, 2059$_{12}$, 1927$_{3}$, 2208$_{6}$.

η für *ε*: *συλήοντες* 2100$_{10}$, 2167$_{12}$.

ε für *ευ*: *κατασκεώσηται* 1928$_{8}$.

εο geschrieben für *ευ*: *Κλεοσιμένης Λακεδαιμόνιος* 2502$_{76}$ (vgl. böot. *Κλεύσιππος* und GP^{2} 472).

Assimilation.

Φανατεύς 1715$_{1}$, 1770$_{1}$, 2182$_{8}$, 2561 D$_{30}$ aus *Φανοτεύς* 1636$_{9}$; beide Formen wechseln 1787.

Contraction.

α+*ε* wird *η*: *ἐπιτιμῆν* 1969$_{12}$, 2092$_{11}$; *συλῆν* 1802$_{4}$, 1803$_{5.6}$, *συλήτω* 1715$_{9}$.

ᾱ + *ο* wird *ᾱ*: Gen. Sg. der Wörter auf *ᾱς*; *ἇς* 1854$_{8}$, 1942$_{10}$, 2072$_{18}$, 2143$_{12}$; *Λα-, -λας* in Namen; *ναкόϱος* 1884$_{21}$, 1912$_{8.9}$, 1913$_{15.17}$, 1921$_{14}$; *παιᾶνα* 2722$_{4.5}$, 2742$_{8}$; *θεαϱο-* (aus *θεᾱϝοϱο-*) in *θεαϱοδόκος, θεαϱοδοκία* (häufig).

ᾱ + ω wird *ᾱ*: Gen. Pl. der *ᾱ*-Stämme; *Ποτειδᾶνος* 2561 B$_{15}$; vielleicht in *κοινανεῖ* 2561 B$_{48}$.

ε + α offen in *χρύσεα* 2501$_{31}$; *ἔτεα* 1978$_{7}$, 1984$_{6}$; *τέλεα* 2642$_{58}$; sonst contrahiert, vgl. *ἐνδογενῆ, Ἀγαθοκλῆ, ἱαρῆ, ἠρινός* (2502 oft, 2504$_{13}$).

ε + η offen nur in *ἀδικέη* 2088$_{23}$.

ε+ο erscheint als *εο* oder *ευ*; z. B. *ὡμολόγεον, Ϝέτεος, βασιλέος*.

ε + οι bleibt offen: z. B. *ἐνκαλέοι*.

ε + ου bleibt offen: z. B. *ἐπιτιμέουσα, ἔουσα*.

ε + ω bleibt offen: z. B. *εὐδοκέωντι, ἔων*.

ο + α wird *ᾱ*: *πρᾶτος* 2502$_{38.80}$, *Πρᾶτον* 2310$_{3}$.

υ + ι wird *ῡ*: *ὑός*.

Krasis.

αι + ε ergiebt *η*: *κἠπί* 2501$_{43}$; in 2561 *κἠγγόνων* C$_{45}$, *κἠκ* D$_{34}$, *κἠν* C$_{33}$, D$_{29}$, *κἠπευχέσθω* B$_{17}$.

αι + ευ ergiebt *ηυ*: *κηὔκλεια* 2561 D$_{7}$.

ου + α ergiebt *ω*: *τὠπελλαίου* 2561 D$_{44}$.

ω + α ergiebt *ω*: *τὠπόλλωνι* 2561 D$_{46}$.

Elision.

αι elidiert: *κ' ἰδιῶται* 2210$_{14}$ (vgl. zu no. 1780$_{5}$); *κ' οὔτε* 2561 A$_{7}$ (*κοὔτε* Baunack). Vgl. zu 1755$_{7}$.

οι elidiert: *ἀζάμι' ὄντες* oder *ἔοντες* 1748$_{12}$, 1875$_{16}$, 2006$_{9}$; *κύρι' ἔστων* oder *ὄντω* 1804$_{9}$, 1795$_{6}$.

Synkope.

κατά aus *κατὰ τά* 2501$_{10}$; *κατάν* 2501$_{11}$; *κατόν* 1746$_{9}$, 1748$_{3}$, 1772$_{14}$, 1807$_{5}$, 1848$_{17}$, 1860$_{3}$, 1900$_{5}$, 1938$_{17}$, 1960$_{5}$, 1963$_{7}$, 1965$_{8}$, 2001$_{7}$, 2012$_{5}$, 2050$_{6}$, 2076$_{5}$; *καδουλισμῶι* 1796$_{5}$.

Hyphärese.

ποίωντι, ποιόντων 2561 B$_{25}$, D$_{26}$ (Baunack sieht in *ι* Contraction).

---

2. Consonanten.

Ϝ erhalten in

Ϝέκαστος und *Ϝεκάτερος* 2561 A$_{37.49}$, B$_{29.39}$, C$_{15.43}$; *Ϝέξ* 1683$_{9}$; *Ϝέτεος, Ϝέτει* 2561 A$_{45.58.54}$; *Ϝιδίων* D$_{39}$; *Ϝίκατι* A$_{55}$; *Ϝοι* D$_{14}$; *Ϝοίκαδε* C$_{42}$, *Ϝοικίας* C$_{36}$, *Ϝοίκω* C$_{23}$.

h geschrieben (die Belege alle bis auf einen aus no. 2561) in

hαιρεθείς C$_{6}$; *hακρόθινα* D$_{47}$; *hαμεῖ* D$_{48}$; *hα[ο]ῖ* C$_{36}$ (vgl. aber Dittenberger Syll.[2] 2. 31); *hεβδέμαν* D$_{6}$; *hεκατόν* A$_{23}$, B$_{10}$; *hέληι* C$_{11}$; *hεμιμναῖον* 1683$_{7}$; *hεμιρρήνια* 2561 D$_{33}$; *hέν* C$_{29.31}$; *hενάταν* D$_{7}$; *hέντε* B$_{44}$, C$_{18.38}$; *hήμισσον* C$_{12}$; *hηραῖα* D$_{4}$; *hηράκλεια* D$_{11}$; *hιαρήϊον* D$_{13.15}$; *hίκωντι* C$_{37}$; *hο, hά* B$_{53}$, D$_{3}$, *hόδ' ὁ* C$_{19}$; *hομεστίων* C$_{43}$; *hόρκος* A$_{12.13}$, B$_{27}$, D$_{25}$; *hόστις, hō* A$_{46}$, B$_{30}$, C$_{16}$, B$_{45}$; *hυπο-* A$_{14.56}$, C$_{30}$; *hυστερο-* A$_{40.50.58}$, C$_{46}$; *hώραν* D$_{50}$.

Auffälliges Heta ausser in *hακρόθινα, hενάταν, hέντε* noch in *ἐφακείσθων, ἐφακεῖσθαι* 2501$_{37.41}$ und in *καθ' ἰδίαν* 2613$_{5}$, 2652$_{7}$, 2736$_{5}$, 2818$_{4}$.

ζ für *σ* geschrieben:
ἐνεφανίζθη 2502_{148}; *Ζμυρναίοις* 2735_{3}.
λθ durch *νθ* ersetzt:
προαπενθεῖν 2324_{14} (hingegen *προαπελθεῖν* 2192_{8}, 2199_{10}).

Tenues an Stelle von Aspiraten.

a) *σθ* durch *στ* ersetzt:
γινέστω 2135_{3}; *καταδουλισάστω* 2172_{9}; *καταρχέστων* 2642_{65}; *φυλασσέστων* 2141_{23}; *ἐντείλασται* 2783_{14}; *ἐρρυσιάσται* 2615_{7}; *παραγενέσται* 2645_{13}; *υἱοποιήσασται* 2202_{24}; *πρόστα* 2561 C_{40}.
b) *σχ* durch *σκ* ersetzt:
Ἰσκέας (*Πλυγονεύς*) 2068_{11}.
c) *σφ* durch *σπ* ersetzt: *Σπαῖρος* (*Ναυπάκτιος*) 1816_{2}.

Assibilation.

Sie unterbleibt in den Personalendungen *-τι*, *-ντι*; in *λῶτις* 2501_{26}, *Ϝίκατι*, *ἴκατι* 2561 A_{55}, 2502 (oft); in *διακάτιοι* 2501_{29}, *Ἀρταμίτια* 2561 D_{8}, *ἐνιαύτιος* 2501_{44}.

Assimilation.

ποτθεθῆι 2561 C_{39} (*ἀποτθ.* Baun.); *συνθεθέν* 2504 A l $_{30 \cdot 38}$, r. $_{34}$. Vgl. auch *Θελφούσιος* 2628_{1}, 2634_{3} neben *Θελπούσιος* 1865_{1}.
ν + *λ* zu *λλ*: *τῶλ Λαβυαδᾶν* 2561 A_{10}
σ + *λ* zu *λλ*: *ἀμφιλλέγωντι* 2561 A_{42}.
ν + *σ* zu *σσ*: *ἃς Σέλευκος* 2314_{14}; *ἔστω(ς) συλέοντες* 1804_{9}.
σ + *ν* zu *νν*: *τοὺν νόμους* 2561 A_{3}, B_{16}.

Consonantenverdoppelung.

λεκχοῖ 2561 D_{13}.

Consonantenvereinfachung.

Ἀμενέας Θεσσαλὸς ἐγ Λαρίσας $2585_{2 \cdot 3}$.

ν ἐφελκυστικόν

fehlt vor Vocalen:
an Verbalendungen: 1685_{3}, 1687_{3}, 1698_{5}, 1706_{4}, 1711_{4}, 1713_{4}, 1717_{5}, 1718_{4}, 1720_{4}, 1723_{8}, 1730_{4}, 1738_{5}, 1739_{9}, 1740_{7}, 1752_{2}, 1759_{4}, 1761_{5}, 1766_{4}, 1768_{4}, 1772_{17}, 1788_{4}, 1792_{8}, 1795_{3}, 1803_{2}, 1811_{3}, 1815_{5}, 1821_{5}, 1824_{4}, 1826_{3}, $1830_{5 \cdot 17}$ u. s. f.;
am Dat. Plur. auf *-σι*: 2501_{44}, 2507_{5}, 2519_{3}, 2520_{5}, 2525_{6}, 2582_{7}, 2841_{2};
steht vor Consonanten:
an Verbalendungen: 1778_{6}, 2731_{6};
am Dat. Plur. auf *-σι*: $2520_{6 \cdot 10}$, 2522_{7}, $2529_{10 \cdot 21}$.

Formenlehre.

a. Declination.

Nomen.

ᾱ-Stämme.

Sg. Nom. Masc. *Ἀριστοκλέα* (*Δρυοπαῖος*) 2027_{3}.

Sg. Gen. Masc. einmal auf *-ας*: *Δικαίας* 1732_{12} (Nom. also *Δικαία*), sonst stets auf *-ᾱ* (aus *-ᾱο*). *Χαρίαο* 2581_{110} ist thespisch.

Plur. Gen. *-ᾶν* (aus *-άων*).

ο-Stämme.

Sg. Gen. stets auf *-ου*. Ausnahmen: *ξεναγῶ Ξεναρέτω Τελεσάρχω* 2845_{3} (Messenier; *Τελεσάρχω* auch 2844_{4}); *Τορτέας Φαείνω Θεσπιεύς* 2581_{109}.

Sg. Dat. gewöhnlich auf *οι*; aber *ἄλλοι* $1723_{14.15}$; *Ἀπολλοδώροι* $1723_{10.13}$; *ἑκατέροι* 1909_{10}; *θεοῖ* 1726_{2}, 1787_{6}, 1909_{5}, 1965_{4}; *Θεοφράστοι* 1909_{9}; *Μικκύλοι* 1726_{4}; *Πυθίοι* 1723_{3}, 1724_{2}; *τρόποι* 1723_{16}; *Χαλείοι* 2146_{1}.

Sg. Abl. *Ϝοίκω* 2561 C_{23}.

Stoffadjectiva.

Sg. Acc. Masc. *χάλκεον* 2562_{14}.

Plur. Acc. Masc. *χαλκέους* $2562_{8.26}$; Neutr. *χρύσεα* 2501_{31}.

Stämme der dritten Declination.

Dat. Pl. auf *-εσσι*: *ἀγώνεσσι* 2582_{7}; *Ἀμφικτιόνεσσι* 2505_{1}; *ἱερομναμόνεσσι* 2501_{39}; *πάντεσσι* $2501_{32.44}$. 2582_{7}, 2653_{5}; *πρυτανίεσσι* $2502_{161.165}$; *σαμάτεσσι* 2561 C_{41}.

Dat. Plur. auf *-οις*: *ἀγώνοις* 2610_{5}, 2611_{6}, 2613_{6}, 2644_{16}, 2653_{5}, 2662_{14}, 2672_{15} u. s. f.; *Ἀμφικτιόνοις* $2527_{10.24}$; *ἄνδροις* 1689_{9}, 1694_{9}, 1696_{11}, 1832_{8}, 1858_{6}, 1874_{17}, 2644_{10}; *ἀποσταλέντοις* $2652_{12.14}$; *ἀρχόντοις* 2137_{1}; *ἀσινέοις* 2261_{15}; *βόοις* $2536_{20.25}$; *γονέοις* 1803_{5}; *δεκατρίοις* 1909_{7}; *ἐντυγχανόντοις* 2613_{4}, 2677_{7}, 2682_{13}, 2683_{4}, 2687_{4} u. s. f.; *ἐόντοις* 1752_{6}, 1918_{12}; *ἐπαγγελλόντοις* 2733_{15}; *ἐτέοις* 1754_{7}, $1832_{10.15}$; *ἱερέοις* 2049_{15}, 2072_{24}; *ἱερομναμόνοις* 2527_{22}, 2528_{9}, 2536_{2}; *Καρθαιέοις* 2660_{4}; *κατασκευαζόντοις* 2514_{5}; *κατοικεόντοις* 2675_{4}; *Λαμιέοις* 2514_{3}; *ὄντοις* 1719_{12}. 1748_{7}, 1755_{10}, $1757_{11.16}$, 1767_{16}, 1775_{18}, 1776_{26}, 1778_{6} u. s. f.; *Παλλέοις* 2580_{12}; *πάντοις* 2527_{19}, $2652_{5.7}$, $2687_{9.11}$, 2819_{16}; *παραγεγονότοις* 2652_{17}; *πεπιστευκότοις* 2323_{8}; *πωλεόντοις* 2274_{15}; *τρίοις* 1689_{9}. 1694_{9}, 1696_{11}, 1754_{7}, 1780_{8}. 1832_{8}, 1858_{6}, 1874_{17}; *Φυσκέοις* 1842_{1}, 2097_{5}; *Φωκέοις* 1787_{1}, 1877_{1}.

Acc. Plur. auf *-ες*: *δεκατέτορες* 1683_{6}.

ι-Stämme.

Sg. Gen. *-ιος*: *ἀκέσιος* 2502_{63}; *θωιάσιος* 2561 D_{23}; *οἰκήσιος* 2501_{21}; *περιστάσιος* 2502_{97}; *πόλιος* 1685_{5}, $1686_{7.10}$, 1687_{5}, 1689_{11}, 1692_{7}, 1694_{4}. 1695_{9}, 1696_{8}, 1697_{7}, 1698_{7}, $1699_{9.13}$ u. s. f.; *πράσιος* 2156_{19}; *στάσιος* 2502_{28}; *συνθέσιος* 2502_{30}. Auch im Eigennamen: *Ἀγάθιος* 2502_{129}; *Κάφιος* 2502_{131} u. s. f.

Sg. Gen. *-εος*: *πόλεος* 1755_{17}, 2731_{7}.

Sg. Dat. *-ῑ*: *πόλι* 2502_{19}. 2639_{1}; *Φιλοθέμι* 2614_{2}.

-ει: *Νικοπόλει* 2031_{19}.

Plur. Nom. -ιες: πρυτάνιες $2502_{164.166}$.
Plur. Gen. -ίων: πολίων $2202_{13.16}$; πρυτανίων 2502_{167}.

ευ-Stämme.

Sg. Gen. -έος: βασιλέος 2529_{19}, 2643_{11}, $2738_{27.31}$; Ἀμφισσέος 2116_{4}; Δρομέος 2788_{2}; Ἐλατέος 1718_{1}; Λαφαρέος 2502_{7}; Μεσατέος 1721_{1}; Οἰανθέος 1954_{1} u. s. f.
Sg. Gen. -εῦς: Φυσκεῦς 2283_{24}.
Sg. Acc. -ῆ: Αἰγαιῆ 2821_{4}; Αἰγιῆ 2723_{5}; Ἀλεξανδρῆ 1740_{6}; Ἀμφισσῆ 1844_{15}, 2004_{13}, 2044_{7}, 2057_{13}, 2068_{14}; βασιλῆ 2529_{25}, 2677_{9}, $2737_{4.9}$; ἱαρῆ, ἱερῆ 1693_{11}, 1984_{13}, 2068_{14}, 2084_{17}, 2133_{17}, 2264_{17}; Κυφαρῆ 2672_{11} u. s. f.
Plur. Acc. -εῖς: Ἀμφισσεῖς 2181_{10}, Ἀντιοχεῖς 2529_{34}, γραμματεῖς 2506_{28}, ἱερεῖς 2101_{7}.

Stämme auf -οι.

Sg. Gen. -ῶς: Δαμῶς 1912_{4}, Μνασῶς 2097_{19}, Νεικασῶς 2322_{15}, Σωσῶς 1942_{18}, 2059_{6}.

Stämme auf -ιδ-.

Werden zuweilen wie ι-Stämme flectiert:
Sg. Gen. -ιος: Νικάρχιος 2317_{15}; Σωτηρίος 1697_{7}, 2151_{11}, 2300_{5}, 2308_{10}.
Sg. Acc. -ιν: Ἐρωτίν 2249_{14}; Καλλίν $1755_{7.10}$ (neben Καλλίδος, Καλλίδι); Νίκαρχιν 2317_{18}; Σαρματίν 2108_{3}; Στρατυλλίν 2073_{3}; Σωτηρίν 1697_{10}, 2186_{17}, $2308_{7.13}$.

Verwandtschaftswörter.

Sg. Gen. bisweilen auf -τέρος: θυγατέρος 1686_{4}, 1711_{3}, 2091_{6}, 2136_{8}, 2141_{7}, 2225_{9}, 2315_{7}; ματέρος 2110_{4}.
Sg. Dat. zweimal auf -τέρι: πατέρι 1806_{9}, 2133_{12}.

Stämme auf -ς.

Sg. Gen. gewöhnlich auf -εος: ἀβλαβέος 1804_{7}; ἔθνεος 2529_{12}; Ϝέτεος $2561\,A_{45}$; τέλεος 2070_{1}; Ἀντιγένεος 1684_{2}; Ἀγαθοκλέος 1713_{6}; Δαμοκράτεος 1696_{15}; Ἀνδρομένεος 2090_{28}; Ἀριστομήδεος 1684_{7}; Ἀνδροπείθεος 1715_{7}; Σωσθένεος 1709_{13}; Καλλιτέλεος 1755_{6}; Πυθοφάνεος 1718_{17}; Λαχάρεος 1764_{8} (die Namen unvollständig).
Sg. Gen. auf -ευς: Ἄργευς 2804_{2}; Λαμάνθευς 2502_{205}; Ἀντιγένευς 2521_{3}; Ἀριστοκλεῦς 2769_{4}; Ἀριστοκράτευς 2581_{224}, 2583_{8}, 2803_{5}; Ἀλκαμένευς 2781_{3}; Εὐρυμήδευς 2607_{5}; Νικοτέλευς 2502_{11}; Κλευφάνευς 2582_{10}, 2588_{5}, 2589_{5}, 2590_{5}, 2735_{3}, 2831_{4}; Ξενοχάρευς $2502_{93.94}$, 2588_{5}, 2589_{4}, 2590_{4}, 2840_{4} (die Personennamen unvollständig).
Sg. Gen. auf -ῆος: Διοκλῆος 2259_{12}.
Sg. Acc. auf -ῆ: Ἀγαθοκλῆ 1740_{5}; Καλλικλῆ 1754_{9}, 1986_{11}, 2044_{6}; Μεγακλῆ 2057_{13}; Νεοκλῆ 2502_{190}; Τιμοκλῆ 1764_{4}.
Sg. Voc. auf -η: Πολυκράτη 2982_{1}.
Plur. Nom. Acc. Neutr. auf -εα: ἔτεα 1978_{7}, 1984_{6}; τέλεα 2642_{58}.
Plur. Gen. auf -έων: ἐπέων 2653_{2}; ἐτέων 1696_{11}, 2160_{13}.

Pronomina.

Pronomen personale.

Erste Person.
Sg. Dat. *ἐμίνγα* 2501_7.
Plur. Gen. *ἁμῶν*.
Acc. *ἁμέ* 2726_6; 2800_3.
Dritte Person.
Sg. Dat. *Ϝοὶ* 2561 D_{14}.
Plur. Dat. *σφὶν* 2501_{25}.

Reflexivum.

αὐτός im Sinne von *ἐμαυτός* 2501_4; von *ἑαυτός* 2501_{41}.

αὐτοσαυτός:

Sg. Gen. Masc.: *αὐτοσαυτοῦ* 1751_5, 1796_4, 1799_8, 1855_{11}, 1882_{24}, 1916_8, 1978_{11}, 1984_8, 1998_5, 2049_7, 2065_{11}, 2246_6, 2247_5, 2685_6, 2819_7. — Fem. *αὐτοσαυτᾶς* 1719_{13}, 1748_8, 1752_6, 1757_{12}, 1775_{20}, 1807_{13}, 1826_6, 1829_9 u. s. f.

Sg. Dat. *αὐτοσαυτῶι* 1777_4.

Acc. *αὐτοσαυτόν* 1749_7, 1857_7, 1936_{10}, 2663_3, 2682_{11}, $2687_{3.4}$, 2693_2, 2737_7, 2819_5.

Plur. Gen. Masc. *αὐτοσαυτῶν* 1776_{29}, 1784_{14}, 1819_6, 1836_8, 2069_{12}, 2072_6, 2229_{10}, 2738_{10}, 2800_6. — Fem. *αὐτοσαυτᾶν* 1755_{12}, 1767_{13}, 1874_{19}, 2034_{12}.

Plur. Acc. Masc. *αὐτοσαυτούς* 1694_9, 2672_9.

αὐτὸς ἑαυτόν 1727_8.

αὐσαυτός:

Sg. Gen. Masc. *αὐσαυτοῦ* 1791_6; Fem. *αὐσαυτᾶς* 1801_4. 1802_2, 1867_5.

Acc. Masc. *αὐσαυτόν* 1696_5, 1713_7, 1723_{20}, 1729_{14}, 1971_7, 2101_{13}; Fem. *αὐσαυτάν* 1701_8, 2213_{12}, 2252_{13}.

Plur. Gen. Masc. *αὐσαυτῶν* 2041_8; Fem. *αὐσαυτᾶν* 1818_3.

αὐσωτός:

Sg. Gen. Fem. *αὐσωτᾶς* 1866_4, 2085_4.

Acc. Masc. *αὐσωτόν* 1696_5, 2184_9, 2677_6; Fem. *αὐσωτάν* 2138_7, 2256_{14}.

Plur. Gen. Masc. *αὐσωτῶν* 1865_3, 2726_{11}.

Dat. Fem. *αὐσωταῖς* 1874_{27}.

Demonstrativum.

1. Artikel.

Sg. Dat. Masc. *τοῖ* $1723_{2.3}$, 1724_2, $1726_{1.2}$, 1729_4, 1742_4, 1761_4, 1763_1, 1764_2, 1780_1, 1787_4, $1885_{3.4}$, $1908_{7.8}$, 1909_3, 1920_3, $1965_{2.4}$, $1969_{5.15}$, 1970_2. Sonst *τῶι*.

Plur. Nom. Masc. *τοί* $1683_{1.2}$, 1690_7, 1695_{10}, 1698_{12}, $1699_{15.17}$, $1701_{10.11}$, 1707_9, 1709_{10}, 1710_{14}, 1711_{11}, 1712_{21} u. s. f. Daneben *οἱ*.

Plur. Gen. Fem. *τᾶν*.

2. *ὅδε*.

Plur. Nom. Masc. *τοίδε* $2502_{33.137.148}$, 2518_7, 2581_1.

Fem. [*τ*]*αίδε* 2561 D_2.

3. *οὗτος*.

Plur. Nom. Masc. *τοῦτοι* 2844_5.

Plur. Nom. Neutr. τοῦτα 2561 B$_{21}$.
Acc. Fem. τούτας 2502$_{164}$ (aber $_{117}$ ταῦται).

Relativum.

1. Einfaches Relativum.

Sg. Dat. Masc. οἷ 1723$_{16}$, 1726$_{2}$, 1729$_{5}$, 1744$_{2}$, 1762$_{2}$, 1805$_{2}$, 1885$_{3}$, 1965$_{3}$, 2019$_{13}$, 2059$_{9}$, 2146$_{2}$, 2159$_{11}$, 2269$_{17}$, 2284$_{2}$; οἷτε 1780$_{6}$, 1965$_{5}$.

2. Zusammengesetztes Relativum.

Sg. Gen. ὅτινος 2501$_{37. 38}$.

Sg. Dat. ὅτινι 2501$_{35}$.

3. Formen des Artikels in relativischem Sinne:

Sg. Gen. τοῦ 2502$_{24. 123}$; τᾶς 1919$_{4}$.
Acc. τόν 1772$_{17}$, 1791$_{8}$. 1878$_{10}$; τάν 1730$_{3}$, 2123$_{1}$, 2133$_{11}$.

Plur. Nom. Acc. Neutr. τά 1696$_{13}$, κατά (= καθ' ἅ) 2501$_{10}$.
Gen. τῶν 1938$_{30}$, 2101$_{12}$; τᾶν 2521$_{6}$.

Zahlwörter.

Cardinalia.

4 = τέτορες 2502 oft, 2562$_{10. 14. 26}$; auch in δεκατέτορες 1683$_{6}$ (Acc.), 2502$_{3. 15. 48}$.

Die häufigste Form ist τέσσαρες; aber auch att. τέτταρες erscheint: 1686$_{5}$, 1795$_{3}$, 1796$_{2}$, 1847$_{4}$, 1892$_{4}$, 1971$_{3}$, 1990$_{6}$ u. s. f.

20 = Ϝίκατι 2561 A$_{55}$, ἴκατι 2502 oft.

Sonst überall εἴκοσι oder ἴκοσι (1975$_{5}$, 2146$_{3}$).

40 = τετρώκοντα 2502$_{67}$, 2562$_{16}$.

Daneben τεσσαράκοντα (2001$_{5}$, 2235$_{3}$, 2503$_{3}$) und τετταράκοντα (2213$_{6}$, 2642$_{59}$).

70 = ἑβδεμήκοντα 2562$_{18}$.

200 = διακάτιοι 2501$_{29}$.

Ordinalia.

1. = πρᾶτος 2502$_{38. 80}$.

7. = hέβδεμος 2561 D$_{6}$. Aber ἕβδομος 2502$_{14}$.

9. = hένατος 2561 D$_{7}$.

13. = τρεισκαιδέκατος (belegt τρεισκαιδεκάται 2642$_{61}$).

Anhang.

Adverbia.

1) Auf -ᾶι:

ἇι (wohin) 1824$_{5}$, 1825$_{5}$, 1835$_{4. 5}$, 1857$_{5}$, 1910$_{6}$, 1911$_{7}$, 2181$_{8}$, 2204$_{8}$, 2205$_{7}$, 2217$_{11}$, 2266$_{13}$, 2282$_{6}$, 2286$_{15}$.

ἀλλαχᾶι (anderswo) 2085$_{4}$.

πᾶι (wo) 2171$_{12}$; ὅπαι (wohin) 2038$_{9}$; 2260$_{8}$, vgl. 1946$_{8}$.

2) Auf -ει: ἀλλεῖ (anderswo) 1830$_{23}$.

hαμεῖ (zugleich) 2561 D$_{48}$.

εἶ (wo) 1780$_{8}$, 1786$_{7}$, 1789$_{7}$, 1844$_{7}$, 1872$_{7}$, 1977$_{5}$, 1986$_{7}$, 1988$_{6}$, 2001$_{7}$, 2051$_{8}$, 2074$_{5}$, 2133$_{6}$, 2135$_{4}$; εἶπερ (wie) 2501$_{15}$; ὅπει (wo) 1728$_{7}$.

μηδαμεῖ (nirgends) 2561 C$_{34}$.

τηνεῖ (dort) 2561 C$_{37}$.

3) Auf *-ι*:

ἐπεχεῖ (zu *ἐπεχές*) 2642_{47}.

4) Auf *-οι* und *-οις*.

ἐνταυθοῖ (hierher) 2662_{5}.

οἶ (wohin) 1727_{3}.

οἷς (wohin) 1685_{4}, 1686_{7}, 1687_{8}, 1692_{6}, 1695_{6}, 1697_{6}, 1698_{7}, 1700_{6}, 1701_{7}, 1705_{8}, 1710_{7}, 1711_{6} u. s. f. (*οὗ* nur 1758_{8}, 1766_{7}).

5) Einzelheiten:

ἐνδός und *ἔνδω* (drinnen) 1752_{4}; 1767_{10}, 1775_{11}, $2561\,D_{31}$.

ἐχθός (ausserhalb) $2561\,C_{36}$, *ἔχθω* (mit Ausnahme von) $2561\,C_{42}$.

b. Conjugation.

Endungen.

Sg. 3. Act. auf *-τι*: *τίθητι* 2653_{5}, 2672_{15}, 2682_{25}, 2683_{8}, 2685_{16}, 2687_{12} u. s. f.

Pl. 1. auf *-μες*: *ἀπεδώκαμες* 2502_{3}, $2503_{13.16}$; *ποτεθήκαμες* 2502_{55}.

Pl. 3. auf *-ντι*: *ἐντὶ* 2515_{12}; *ἄγοντι* 1720_{2} u. s. f.

Pl. 3. auf *-ν*: *ἀπέσταν* 1919_{1}. — *διελέγεν* 2643_{4}, 2652_{6}; *ἐδόθεν* 2502_{117}, *κατεστάθεν* 2642_{91}; *ἀπελύθην* 1919_{1}. — *ἀντιλέγοιν* 1694_{9}; *θέλοιν* 1708_{20}; *παραμένοιν* 2163_{23}; *παρέχοιν* 1686_{9}, 1697_{3}, 1698_{9} u. s. f.; *ποιέοιν* 1689_{7}, 1945_{20}, 2163_{23} u. s. f.

Pl. 3. auf *-ιν*: *ἀπεδώκαιν* 2631_{1} [?].

Pl. 3. auf *-σαν*: *ἐόντωσαν* 2271_{15}, 2287_{7}. — *ἀντιλέγοισαν* 1971_{12}; *διοικέοισαν* 2642_{78}; *ἔχοισαν* $1708_{15.35}$, 2100_{8}; *πειθαρχέοισαν* 2156_{17}; *ποιέοισαν* 2158_{17}; *ἀποδιδοίησαν* 2642_{86}.

Pl. 3. auf *-ντω*: *ἀναγνόντω* 2642_{34}; *ἀπογραφέντω* 2642_{88}; *ἀποδιδόντω* $2642_{48.68.82}$; *ἀποδόντω* 2101_{13}, 2642_{28}; *ἀποτρεχόντω* 1843_{18}; *βεβαιούντω* 1716_{7}; *ἐγδανεισάντω* 2642_{26}; *ἐόντω* 1689_{13}, 1718_{9}, 1720_{9}, $1722_{10.11}$, $1733_{7.8}$ u. s. f.; die Endung *-ντων* überwiegt.

Inf. Act. der Verba auf *-μι* und des Aor. Pass.: *διδόμεν* $2502_{3.90}$; *δόμεν* 1750_{3}, 2219_{19}, 2502_{20}, 2676_{11}, 2738_{14}; *εἶμεν* sehr oft; *-θέμεν* $2561\,C_{22.29}$, 2737_{17}, 2746_{29}, 2756_{14}; *ἀπ-ίμεν* $2561\,C_{42}$. — *γραφῆμεν* 2731_{7}, 2733_{10}.

Inf. Act. der Verba auf *-ω*: *ἄγεν* 2501_{21}, $2561\,A_{31.33.44}$; *θύεν* 2501_{34}; *οἰμώζεν* $2561\,C_{49}$; *ὀτοτύζεν* $2561\,C_{42.49}$; *παρέχεν* $2561\,D_{41}$; *συμπρηΐσκεν* (Bechtel: *συμπιπίσκεν*) $2561\,D_{48}$; *φέρεν* 2501_{23}, $2561\,A_{46}$; *ἐπιτιμῆν* 1969_{12}, 2092_{11}; *συλῆν* 1802_{4}, $1803_{3.6}$; *καταγορεῖν*, *θρηνεῖν* $2561\,A_{35}$, C_{41} — also *ἐνοικῖν* 2501_{23}. Futura: *ἀδικησεῖν* 2072_{18}; *ἐπιτρεψεῖν* ib.; *οἰσεῖν* $2561\,B_{16}$ — also *ἀπογραψῖν* 2501_{19}. Perfectum: *ἀποτετεῖχεν* 2615_{6}.

Tempusstämme.

Präsens.

1) Die Verba contracta können als Präsensstamm den allgemeinen Verbalstamm verwenden:

ἀπαλλοτριωοίη 1718_{13}; *ἀπαλλοτριώουσα* 1684_{8}; *βιώη* (Conj.) 1851_{7}, 1952_{4}, 1967_{10}; *δουλώη* 2092_{10} (man erwartet Optat.); *μαστιγώων* 2261_{15}; *στεφανωέτω* 1775_{21}, 1801_{5}.

2) Präsentia auf *-έω* im Wechsel mit Präsentien auf *-άω*:

συλέοι, *συλέων*, *συλέοντες*, *συλέουσα* 1696_{6}, 1686_{11}, 1689_{13}, 1692_{8}, 1695_{7},

1696$_{6 \cdot 7}$, 1697$_{10}$, 1698$_{10}$, 1699$_{13 \cdot 14}$ u. s. f. — aber *συλήτω* 1715$_{9}$, *συλῆν* 1802$_{4}$, 1803$_{3 \cdot 6}$, *συλάσῃι* 2210$_{13}$, 2265$_{21}$, *συλάσωντι* 2256$_{16}$, *συλάσας* 2218$_{13}$, 2216$_{15}$, 2279$_{7}$. Wie ist *συλήοντες* (2100$_{10}$, 2107$_{13}$) zu beurteilen?

ἐπιτιμέων, ἐπιτιμέοντες, ἐπιτιμέουσα 1703$_{7}$, 1714$_{8}$, 1968$_{8}$, 2144$_{17}$, 2088$_{23}$, 2110$_{14}$, 2156$_{17}$, 2136$_{12}$, 2151$_{9}$, 2324$_{12}$ — aber *ἐπιτιμῆν* 1969$_{12}$, 2092$_{11}$.

θωεόντων 2561 D$_{19}$; att. *θωᾶν*.

Umgekehrt delph. *χρηάομαι* (*ὅ κα χρηάηται* 2183$_{11}$) neben anderwärtigem *χρηέομαι*.

3) Im medialen Participium der Verba auf *-έω* fungiert die Stammform *-eje* (daraus *ει*) statt *-ejo* (daraus *ου*):

ἀφαιρείμενος 2082$_{6}$, 2115$_{8}$, 2221$_{11}$, 2323$_{10}$; *καλειμένας* 2061$_{9}$; *παρακαλείμενα* 2687$_{5}$, *παρακαλειμένοις* 2569$_{4}$; *ποιείμενος* 2677$_{5}$, 2682$_{10}$, 2737$_{6}$; *πωλείμενα* 2642$_{72}$; *συνεργείμενος* 2737$_{9}$; *συντελειμένου* 2729$_{3}$; *χρείμενος* 2613$_{5}$, 2736$_{6}$, 2746$_{11}$.

Futurum und Aorist der Verba auf *-άζω*, *-ίζω*.

ἀγωνιξομένους 2569$_{4}$; *ὁρκιξέω* 2501$_{13}$. — *παρεσκεύαξαν* 2845$_{5}$; *στεγάξαντι* 2503$_{6}$; *ἀγωνίξατο* 2569$_{3}$, 2723$_{4}$, 2725$_{5}$, 2799$_{5}$; *ἀπελευθερίξαντας* 2172$_{11}$; *ἀπελογίξατο* 2502$_{17 \cdot 66}$, 2756$_{5}$.

Futurum doricum.

ἀποδειξέω 2561 A$_{6}$; *βλαψέω* A$_{8}$; *ἐπαξέω* A$_{11}$; *κλεψέω* A$_{8}$; *ὁρκιξέω* 2501$_{13}$; — *πραξέω* 2501$_{5}$, 2561 A$_{6}$; *ταγευσέω* A$_{1}$. Infinitiv: *ἀπογραψέν* 2501$_{10}$ — aber *ἀδικησεῖν* und *ἐπιτρεψεῖν* 2072$_{18}$, *οἰσεῖν* 2561 B$_{10}$; *δεξεῖσθαι* 2501$_{11}$.

Perfectum.

ἀνέστρεπται 2529$_{16}$; *ἀπέσταλκε* 2733$_{13}$.

Plusquamperfectum.

3. Pl. *ἐφεστάκεον* 2502$_{146}$.

Aoristus Passivi.

3. Plur. *διελέγεν, ἐδόθεν, κατεστάθεν* neben *ἀπελύθην*. Sieh unter Endungen.

Modusstämme.

Optativzeichen *ιε-* beibehalten in *περι-ιεῖεν* 2501$_{18}$; zur Bildung vgl. hom. *ἰείη* *T* 209.

Optativzeichen *ιε-* durch *ιη-* ersetzt in *ἀποδιδοίησαν* 2642$_{66}$.

Optativzeichen *ιε-* durch *ῑ-* ersetzt in *ἀντιλέγοιν, θέλοιν, παραμένοιν, παρέχοιν, ποιέοιν, ἀντιλέγοισαν* u. s. f.; sieh unter Endungen.

Stammbildung der Verbalnomina.

Einmal ein Part. Perf. Act. Fem. auf *-ουσα*: *τετελευτακούσας* 1855$_{13}$.

Überführung aus der *μι-* in die *ω*-Flexion.

Präsentia: *ἀποκαθιστάοντες* 2070$_{20}$; *διδέουσα, διδέουσαι* 2171$_{10}$, 2324$_{13}$. Sieh auch unter *εἰμί*.

Aoriste: *ἀντιπριάηται* 1717$_{10}$; *δώῃ, ἀποδώῃ* 1878$_{17}$, 1717$_{9}$.

Flexion von *εἰμί*.

Praes. Ind. Plur. 3. *ἐντί* 2515$_{12}$.

Conj. Sg. 3. *ἦται* 1696$_{4}$, 1799$_{8}$ (*ᾖι* 2561 A$_{28}$).

Pl. 3. *ἔωντι* 2561 D$_{14}$.

Opt. Sg. 3. *ἀπείη* 2561 D$_{21}$.

Imp. Pl. 3. ἔστω(ν) 1804$_{8}$; ἐόντω (sieh unter Endungen), ἐόντων 1685$_{7}$, 1686$_{10}$, 1697$_{10}$, 1698$_{10}$, 1699$_{14}$ u. s. f., ἐόντωσαν 2271$_{15}$, 2287$_{7}$.

Inf. εἶμεν sehr oft.

Part. ἐών 1707$_{6}$ u. s. f., ἐόντος 2049$_{13}$, ἐόντα 1695$_{8}$ u. s. f., ἐόντες 1685$_{8}$ u. s. f., παρέοντων 2502$_{11.19}$, ἐόντοις 1752$_{6}$, 1918$_{12}$, ἐόντας 1689$_{13}$ u. s. f., ἐοῦσα 1717$_{8}$ u. s. f.

Imperf. Sg. 3. ἧς 2502$_{145}$.

Pl. 3. ἦν 2518$_{7}$, 2652$_{5}$; παρῆν 2502$_{137.148}$.

Syntax.

Bedingungssätze.

εἰ mit Conjunctiv (ohne κὰ): 1921$_{11}$, 2080$_{8}$, 2144$_{16}$, 2159$_{15}$, 2168$_{12}$, 2178$_{12}$, 2205$_{9}$, 2216$_{18}$, 2248$_{14}$, 2252$_{13}$, 2267$_{10}$, 2319$_{8}$.

εἴ κα mit Optativ: 1924$_{9}$, 2182$_{14}$; ἐπεί κα 2171$_{11}$.

Casus.

Genitiv zur Zeitbestimmung: 1751$_{1}$.

Dativ an Stelle des Genitivs: 1804$_{4}$, 2561 D$_{36}$.

Dativ durch Formelvermischung an Stelle des Accusativs: 1724$_{4}$, 2181$_{6}$.

Finalsätze.

ἐφ' ὅτωι mit Ind. Fut. 1720$_{4}$, 1927$_{5}$, 1972$_{7}$.

mit Conjunctiv: 1696$_{4}$.

mit Nomin. und Infin.: 1688$_{6}$, 1690$_{4}$, 1714$_{5}$, 1731$_{4}$, 1751$_{2}$, 1777$_{4}$, 1889$_{7}$, 1896$_{7}$, 1921$_{10}$, 1930$_{4}$, 1932$_{7}$, 2021$_{7}$.

ἐφ' ὅτωι mit Accus. und Infin.: 1705$_{5}$, 1706$_{4}$. 1716$_{3}$, 1737$_{3}$, 1894$_{5}$, 1971$_{4}$, 2142$_{9}$, 2194$_{15}$, 2205$_{5}$, 2269$_{11}$, 2272$_{3}$, 2276$_{7}$, 2278$_{5}$, 2281$_{3}$

mit überspringender Construction:

Nom. und Inf. — Acc.: 1892$_{5}$, 2222$_{8}$.

Acc. und Inf. — Nom: 1847$_{6}$, 1891$_{8}$, 1900$_{4}$, 1914$_{7}$, 2260$_{6}$.

Nom. und Inf. — Acc. — Nom.: 1813$_{8}$, 1899$_{5}$.

ἐφ' ὧι mit Nomin. und Infin.: 1788$_{4}$, 1849$_{5}$, 1910$_{5}$ u. s. f.

mit Accus. und Infin. 1736$_{3}$, 1774$_{4}$, 1820$_{4}$ u. s. f.

mit Acc. und Inf. — Nom.: 2213$_{7}$.

ἐφ' ὧιτε mit Ind. Fut.: 2202$_{11}$, 2340$_{7}$.

mit Nom. und Inf.: 1685$_{3}$, 1686$_{6}$, 1689$_{5}$ u. s. f.

mit Acc. und Inf.: 1684$_{5}$, 1687$_{3}$, 1692$_{5}$ u. s. f.

überspringende Construction z. B. 1888$_{7}$, 1911$_{6}$.

ὥστε mit überspringender Construction: 1728$_{6}$.

Hendiadys.

δάφνηι στεφάνωι 2507$_{8}$, 2662$_{12}$; ἐπὶ ὑποθέματι ἀγρῶι 2642$_{30}$.

Modi.

Überspringen vom Conjunctive zum Optative: 1823$_{12}$, 1830$_{10}$.

„ „ Optative zum Conjunctive: 2019$_{11}$, 2092$_{10}$

Nachsatz

eingeleitet mit *δέ*: 1752_{5}, 2296_{11}.

Parataxis statt Hypotaxis:

καὶ ἐπὶ τούτωι καὶ ἐπὶ ταῖς ἄλλαις ζαμίαις 2561 B_{41}.

Präpositionen.

ἐν mit Accusativ 1708_{15}, 1731_{9}, 1754_{6}, 1796_{5}, 1899_{13}, 1904_{9} u. s. f.

ὑπέρ 'für jemand' mit Acc. 1708_{21}, 1719_{11}, $1723_{9.18}$, 1731_{9}, 1740_{4}, 1743_{12} u. s. f.

Wortformen.

αἰ 2501 mehrfach, 2561 häufig. Sonst *εἰ* aus der *κοινή*.

Ἄρταμις $2501_{8.12.35}$, *Ἀρταμίτια* 2561 D_{8}. *Ἄρτεμις* 2642_{46} und sonst.

γὰ in *ἐμίνγα* 2501_{7}.

δέκεσθαι, δεκέσθων 2561 $A_{33.34.53}$.

εἶ μάν (= *ἦ μήν*) 2322_{8}.

ἐντοφηΐων 2561 C_{20}.

ἐχθός (aus *ἐκστός*), *ἔχθω* 2561 $C_{36.43}$.

πρόστα 2561 C_{39}.

ἱαρεύς 1742_{9}, 1743_{13}, 1744_{9}. 1761_{8}, 1762_{6}, 1763_{5}, 1764_{6}, $1787_{8.9}$, 1815_{11}, 1884_{17}, 1899_{15}, 1965_{9}, 1970_{5}, 1987_{13}, 2068_{14}, 2151_{13}, 2152_{14}, 2195_{23}, 2252_{15}, 2284_{12}; *hιαρήϊον* 2561 $D_{12.15}$; *ἱαρομνάμων* 2501 mehrfach; *ἱαρόν* 1743_{10}, 1764_{10}, $2501_{20.39.48.49}$; *ἱαρᾶι* 2501_{36}; *ἱάρωσαν* 2501_{16}. Sonst überall *ἱερο-*, schon in no. 2501.

Ἱστιώ 1807. 2085 (hier im Wechsel mit *Ἑστιώ*).

κὰ (lesb. thess. ark. kypr. *κὲ*) allerwärts. Sieh Wortschatz.

-κα in *ὅκα* 2502_{145}, *οὐδέποκα* und *μηδέποκα* $2501_{5.11}$.

ὀδελός 2561 $D_{27.29}$, 2562 mehrfach; sonst *ὀβολός*, z. B. 2502 überall. — *ἡμιωδέλιον* 2562_{26}. *ἡμιωβέλιον* 2502 überall, 2504 A r. $_{17}$.

ὄνυμα 1703_{2}, 1889_{4}, 2041_{3}, 2278_{3}. Sonst *ὄνομα*.

Ποτειδᾶνος 2561 B_{15}.

ὦν (= *οὖν*) 2501_{10}.

Präpositionen.

ἀν-δεξάμενοι 2561 B_{11}; *ἀνθεμένωι* $2503_{11.19}$; *ἀμμόνιον* 2561 $A_{48.54}$

κὰτ τόν 2057_{7}, *κὰτ τάν* 2501_{41}, 2529_{28}, 2561 D_{50}, *κὰτ τό* 2501_{17}, *κὰτ τούς* 2282_{5}, *κὰτ τά* 2501_{47}, 2561 A_{13}, B_{25}, 2617_{3}, 2729_{2}; *κατδουλισμῶι* 2259_{8}; *καττιθέντων, κατθέτω* 2561 C_{34}, A_{48}. Sieh unter Synkope p. 184.

πὰρ vor Consonanten: $2068_{13.14}$, $2502_{1.125.167}$, 2561 A_{28}, $B_{37.47.52}$, C_{10}, *παρβάλλοιτο* 2561 $C_{25.50}$, D_{17}; *παρδείγματος* 2502_{111}.

πὲρ τῶν 2561 A_{4}, C_{19}.

πὸτ τόν 2501_{47}, 2502_{40}, *πὸτ τάν* 2502_{55}, *πὸτ τό* 2502_{27}, *πὸτ τούς* 2675_{7}; *ποτθέτω* 2561 C_{31}, *ποτθεθῆι* $_{39}$.

Zahlwörter.

τέτορες, *Ϝίκατι*, *τετρώκοντα*, *ἑβδεμήκοντα*, *διακάτιοι*, *hέβδεμος* sind S. 189 belegt.

Zweiter Teil.

Wörterverzeichnis.

Dritter Teil.

Index der Eigennamen.

I. Personennamen.

A. Delphische Personennamen.

1. Privatpersonen.

2. Delphische Beamte.

NB. Es sind hier nur die von Delphern allein besetzten Ämter berücksichtigt; auf eine Zusammenstellung der aus Delphern und Fremden gemischten Kollegien musste im Interesse der lokalen Ordnung der Personennamen verzichtet werden. Stellen, die die Amtsbezeichnung auslassen, sind unter den Privatpersonen aufgeführt.

a. Tempelbeamte.

(1). Ἱερεῖς τοῦ Ἀπόλλωνος.

(2). *Ναοκόροι τοῦ Ἀπόλλωνος.*

b. Stadtbeamte.

(1). *Ἄρχοντες (ἐπώνυμοι).*

2048$_{2}$, 2051$_{2}$, 2071$_{1}$, 2231$_{1}$, 2246$_{1}$, 2248$_{1}$, 2536$_{1}$, 2581$_{237.241.246}$.
Πράοχος 2511$_{2}$, 2512$_{2}$.
Πυῤῥίας 2086$_{1}$, 2311$_{2}$, 2313$_{1}$.
Πυῤῥίας Ἀρχελάου 2686$_{1}$.
Πύῤῥος 1757$_{2}$, 1765$_{1}$, 1768$_{1}$, 1805$_{1}$, 1812$_{1}$, 1813$_{2}$, 1818$_{1}$, 1828$_{2}$, 1829$_{1}$, 1835$_{1}$, 1884$_{1}$, 1885$_{1}$, 2178$_{1}$, 2198$_{1}$, 2310$_{1}$, 2581$_{207}$, 2728$_{8}$, 2799$_{1}$.
Στράτων 2517$_{2}$, 2664$_{4}$, 2665$_{4}$, 2669$_{9}$.
Στράτων Ἰατάδα 2100$_{1}$, 2150$_{1}$, 2151$_{1}$.
Σύλοχος 2839$_{4}$.
Σώξενος 1686$_{1}$, 2087$_{3}$, 2265$_{1}$.
Σωσίνικος 1766$_{1}$, 1799$_{1}$, 1800$_{1}$, 1801$_{1}$, 1852$_{1}$.
Σωσίνικος Εὐδόκου 1786$_{2}$, 1787$_{2}$.
Σωσίπατρος 2137$_{3}$, 2172$_{1}$, 2209$_{1.25}$, 2218$_{1}$.
Σωσίπατρος Αἰακίδα 2682$_{2}$.
Σωσύλος 2320$_{1}$.
Ταραντῖνος 2195$_{1}$.
Τιμοκράτης 2312$_{1}$, 2314$_{3}$, 2837$_{7}$.
Τιμόκριτος Εὐκλείδα 2091$_{1}$.
Τιμολέων Ἐμμενίδα 2323$_{1}$.
Τίτος Καῖσαρ Σεβαστός s. u. *Ῥωμαῖοι*.
Τριχᾶς 1683$_{4}$.
Ὑβρίας 2072$_{1}$, 2097$_{1}$, 2098$_{1}$, 2117$_{2}$, 2191$_{1}$.
Ὑβρίας Ξένωνος 2162$_{1}$, 2273$_{1}$.
Φαῖνις 1985$_{1}$, 1986$_{2}$, 2581$_{63.66.71.74.191}$, 2609$_{8}$.
Φιλαίτωλος 2529$_{2}$, 2687$_{15}$.
Φιλοκράτης 1892$_{1}$, 1896$_{1}$, 1897$_{1}$, 1902$_{1}$, 1908$_{5}$, 1911$_{1}$, 1912$_{2}$, 1914$_{1}$, 1915$_{1}$, 1930$_{1}$.
Φιλοκράτης Ξένωνος 1891$_{1.24}$, 1893$_{1}$, 1900$_{1}$, 1901$_{1}$, 1903$_{1}$, 1924$_{1}$, 1925$_{1}$.
Φιλόνικος 2144$_{3}$, 2152$_{1}$, 2168$_{1}$, 2170$_{1}$, 2171$_{1}$.
Φιλόνικος Νικία 2212$_{1}$, 2257$_{1}$.
Φίλων 2178$_{1}$.
Φλάβιος, Τ., Πωλλιανός s. u. *Ῥωμαῖοι*.
Χαιρόλας 2502$_{108}$.
Χαρίξενος 2502$_{127}$, 2768$_{5}$.
-δρος 2297$_{1}$.
-ύλος 2337 B$_{1}$.

(2). *Βουλεύοντες καὶ γραμματεύοντες (= ἄρχοντες).*

(Bedeutung der Abkürzungen: *ἀρχ.* = *ἄρχων*. — *β.* oder *βουλ.* = *βουλεύων*. — *β. τ. πρ. ἑ.* = *βουλεύων τὰν πρώταν ἑξάμηνον*. — *β. τ. δ. ἑ.* = *βουλεύων τὰν δευτέραν ἑξάμηνον*. — *γραμμ.* = *γραμματεύων τᾶς βουλᾶς*.)

Ἀβρόμαχος ἀρχ. 1988$_{9}$.
Ἀβρόμαχος βουλ. 2299$_{4}$, 2300$_{2}$.
Ἀβρόμαχος β. τ. πρ. ἑξ. 2581$_{31.35.183.187}$.
Ἀβρόμαχος γραμμ. 2099$_{3.23}$.
Ἀβρόμαχος Εὐαγόρα βουλ. 2068$_{12}$.
Ἀγάζαλος β. 2755$_{8}$, 2836$_{9}$.
Ἀγάθων ἀρχ. 1960$_{7}$.
Ἀγάθων β. 2583$_{8}$, 2594$_{8}$, 2598$_{4}$, 2780$_{8}$, 2839$_{5}$.
Ἀγάθων β. τ. πρ. ἑξ. 2581$_{106}$.
Ἀγασέας β. 2502$_{187}$.
Ἀγέας β. 2816$_{3}$.
Ἀγέλας β. 2834$_{12}$, 2842$_{9}$.
Ἀγέλοχος β. 2791$_{5}$.
Ἀγημονίδας Κραττίδα β. 2502$_{188}$.
Ἀγησίδαμος β. 2502$_{172}$.
Ἀγησίλαος ἀρχ. 1713$_{9}$, 1714$_{11}$, 1937$_{9}$, 2262$_{15}$, 2263$_{19}$.
Ἀγησίλαος βουλ. 2192$_{2}$, 2193$_{3}$, 2254$_{2}$.
Ἀγησίλαος βουλ. τ. πρ. ἑξ. 2109$_{2}$.
Ἀγησίλας β. τ. δ. ἑ. 1713$_{2}$.
Ἀγησίλαος Ταραντίνου ἀρχ. 2138$_{10}$, 2264$_{15}$.
Ἀγησίλαος Ταραντίνου βουλ. τ. πρ. ἑ. 2089$_{2}$.
Ἀγήτωρ β. 2591$_{7}$, 2620$_{6}$, 2774$_{6}$, 2833$_{5}$.
Ἀγίων ἀρχ. 1823$_{15}$, 1881$_{20}$, 2098$_{17}$, 2255$_{24}$, 2261$_{18}$, 2278$_{14}$.
Ἀγίων βουλ. 2192$_{2}$, 2193$_{2}$, 2199$_{2}$, 2201$_{3}$, 2219$_{2}$, 2254$_{1}$, 2290$_{2}$, 2317$_{2}$, 2581$_{3}$, 2625$_{7}$, 2626$_{7}$, 2673$_{7}$, 2680$_{6}$, 2734$_{5}$, 2769$_{4}$, 2770$_{6}$, 2789$_{6}$, 2801$_{10}$.
Ἀγίων β. τ. δευτ. ἑξ. 2177$_{3}$.

(3). *Πρυτανεύοντες.*

(4). *Πωλητῆρες τᾶν δεκατᾶν.*

B. Nichtdelphische Personennamen.

Die Anordnung geht von den Ethnicis aus. Personen, denen mehrere Ethnica beigegeben werden, sind unter das des geringsten Umfanges gestellt. Das Verhältnis der Ethnica zu einander ist nicht berücksichtigt, insbesondere sind gleichlautende Ethnica nur soweit unterschieden, als es im engen Anschluss an den Text selbst geschehen konnte.

Ἀρχέλαος π. Κλεομάχου 2525_{7}.
Δαμοκλῆς Τιμοκράτεος $2723_{4.5}$.
Εὐρυλέων π. Ξενοφῶντος 2581_{29}.
Θευκλῆς Τιμολόχου 2525_{6}
Κλεόμαχος Ἀρχελάου 2525_{7}.
Ξενοφῶν Εὐρυλέοντος 2581_{28}.
Πρατίας Τελεσία 1774_{2}.
Τελεσίας π. Πρατία 1774_{3}.
Τιμοκράτης π. Δαμοκλέος $2723_{4.5}$.
Τιμόλοχος π. Θευκλέος 2525_{6}.

Αἰγινᾶται.

Ἀναξίλας π. Ὀνυμακλέος 2591_{2}.
Ἀρχίας τραγ. 2566_{56}.
Δείνων Ἡρακλείδου αὐλητής 2563_{28}.
Ἡρακλείδης π. Δείνωνος 2563_{28}.
Λύανδρος 2591_{2}.
Νικήρατος ναοπ. 2502_{143}, 2504 A I.$_{15}$.
Ὀνυμακλῆς Ἀναξίλα 2591_{2}.
Πυθέας ἐπιμηνιεύων 2502_{93}.
Πυθέας ναοπ. 2502_{78}.
Τιμόδαμος Τιμολάου 2580_{18}.
Τιμόλαος π. Τιμοδάμου 2580_{18}.

Αἰγιρᾶται.

Ἄρχων στρατ. τῶν Ἀχαιῶν 1774_{1}.
Θράσων Πάτρωνος $2800_{2.7}$.
Πάτρων π. Θράσωνος καὶ Σωκράτεος 2800_{2}.
Σωκράτης Πάτρωνος $2800_{2.7}$.

Αἰθανιεῖς.

Λύκωπος 1949_{8}.
Στράταγος π. Στρατίου 1949_{3}.
Στράτιος Στρατάγου 1949_{3}.

Αἰνιᾶνες.

Ἀγέλαος ἱερομν. $2504_{8.34}$, Γ.$_{14}$.
Εὐπόλεμος ἱερομν. 2502_{155}.
Εὐρύας ἱερομν. 2502_{156}.
Κλεομένης ἱερομν. $2504_{8.34}$.

Αἰολεῖς.

Ἡρακλείδης π. Τληπολέμου 2666_{2}.
Τληπόλεμος Ἡρακλείδου 2666_{2}.

Αἰτωλοί.

Ἀγέλαος ἱερ. 2566_{4}.
Ἀγέλαος στρατ. τῶν Αἰτωλῶν 1789_{1}.
Ἀγέλοχος ἱερομν. 2512_{2}
Ἀγέμαχος ἱερομν. 2510_{3}, 2521_{3}.
Ἀγήμων ἱερομν. 2509_{3}.
Ἄγριος ἱερ. 2566_{4}.
Αἰακίδας ἱερομν. 2510_{2}
Αἰτωλίων ἱερ. 2568_{4}.
Ἄκρων ἱερομν. 2512_{2}.
Ἀλαθίων ἱερομν. 2508_{3}.
Ἀλεξαμενός ἱερ. 2526_{3}.
Ἀλεξαμενός, στρατ. [*τῶν Αἰτωλῶν*] 2002_{1}, 2041_{1}, 2042_{1}, 2043_{1}, 2044_{1}, 2045_{1}.
Ἀλέξανδρος ἱερομν. 2508_{3}, 2509_{3}, 2512_{3}, 2563_{4}, 2565_{5}, 2568_{4}.
Ἀλέξων ἱερομν. 2512_{3}, 2524_{3}, $2525_{3.4}$, 2564_{5}.
Ἀλκιάδας ἱερομν. 2517_{3}.
Ἀλκίδαμος ἱερομν. 2510_{3}.
Ἀμύνανδρος ἱερομν. 2513_{4}, 2524_{5}.
Ἀνδρέας ἱερομν. 2511_{2}.
Ἀνδρόμαχος ἱερομν. 2507_{3}, 2565_{5}.
Ἀνδρομένης Κλεωνύμου 2812_{1}.
Ἀνδροσθενίδας ἱερ. 2524_{3}.
Ἄντανδρος ἱερ. 2524_{3}.
Ἀντιγένης ἱερ. 2521_{3}.
Ἀντιλέων ἱερομν. 2508_{3}, 2513_{4}.
Ἀντίμαχος ἱερομν. 2518_{3}.
[*Ἀν*]*τίπαλος ἱερ.* 2568_{3}.
Ἀξίοχος ἱερομν. 2512_{3}, 2524_{4}.
Ἀποκίας [l. *Ἀποικίας*?] *ἱερομν.* 2517_{4}.
Ἀρίσταρχος ἱερ. 2525_{2}.
Ἀρίστιππος ἱερ. 2564_{4}.
Ἀρίστιππος Κάλλωνος παῖς χορ. 2565_{17}.
Ἀριστόβουλος ἱερομν. 2508_{2}.
Ἀριστόμαχος ἱερ. 2524_{5}, 2568_{3}.
Ἀρίστων ἱερομν. 2512_{2}.
Ἄστων π. Αὐτολύκου 2564_{66}, 2565_{68}.
Αὐτόλυκος Ἄστωνος κωμῳδ. 2564_{66}, 2565_{68}.
Βα- π. Λυδικοῦ 2816_{1}.
Βαβύρτας π. Πιττία 2810_{1}.
Βίττος ἱερομν. 2520_{2}, 2522_{1}.
Βίων ἱερ. 2566_{4}.
Βουθήρας ἱερ. 2517_{3}.
Βουθήρας Εὐανθίου 2703.
Βοῦκρις ἱερ. 2520_{2}, 2522_{1}, 2523_{1}.

Ἀπειρικοί.

Ἀνάξανδρος Τελεσάρχου ἱερ. 2536_{17}.
Τελέσαρχος ἱερ. 2529_{3}.
Τελέσαρχος π. Ἀναξάνδρου 2536_{17}.

Ἀπεραντός.

Θεόδοτος ἱερ. 2531_{4}.

ἐν Ἀπετᾶι.

Ἐπικράτης Νικάνορος 2580_{39}.
Νικάνωρ π. Ἐπικράτεος 2580_{38}.

Ἀπολλωνιᾶται.

Διονυσόδοτος π. Στρομβίχου 2581_{96}.
Στρόμβιχος Διονυσοδότου 2581_{95}.

Ἀπολλωνιεῖς.

Λάμιος ἱερ. 2529_{6}.
Μένανδρος Τιμαίου 2026_{8}.
Τιμαῖος π. Μενάνδρου 2026_{8}.

ἐν Ἀργεθίαι.

Νεοπτόλεμος 2580_{35}.
Τιμόκριτος 2580_{161}.

Ἀργεῖοι.

Ἀλκίμαχος ναοπ. 2502_{77}.
Δαμόφαντος π. Θέστωνος 2566_{47}.
Δεινίας ναοπ. 2502_{142}.
Δίων π. Ἡρακλείτου 2563_{39}.
Ἐπίδοξος π. Εὐδόξου 2517_{7}.
Ἐπικράτης Νικομήδου παῖς χορ. 2566_{22}.
Ἐπικρατῖνος Νικομήδου παῖς χορ. 2565_{24}.
Ἑρμῶναξ π. Νουμηνίου 2566_{61}
Εὔδημος π. Νεοκλέους 2564_{56}.
Εὔδοξος Ἐπιδόξου $2517_{7.\ 12.\ 15.\ 18}$.
Ἐχεκράτης Ἐχεκράτου 2581_{308}.
Ἐχεκράτης π. Ἐχεκράτεος 2581_{309}.
Ἡράκλειτος Δίωνος [τραγωιδ.] 2563_{39}.
Θεόμνηστος 2504 A l. $_{36}$.
Θέστων Δαμοφάντου ἀν. χορ. 2566_{47}.
Κλεόδωρος ναοπ. 2502_{11}.
Κόμων π. Στρατίου 2566_{72}.
Μενεκράτης π. Σιμάκου 2564_{68}, 2565_{70}.
Μικίων ναοπ. 2502_{77}.
Νεοκλῆς Εὐδήμου τραγ. 2564_{56}.
Νικόδαμος $2502_{91.\ 106}$.
Νικόδαμος λατόμος 2502_{106}.
Νικομήδης π. Ἐπικρατίνου 2565_{24}.
Νικομήδης π. Ἐπικράτους 2566_{22}.
Νικόστρατος 2504 A l. $_{35}$.
Νικοτέλης ναοπ. 2502_{11}.
Νόθων ναοπ. $2502_{77.\ 141}$.
Νουμήνιος Ἑρμώνακτος κωμωιδ. 2566 $_{61}$.
Ξενοφάων 2504 A l. $_{18}$.
Ὁρμασίλας ναοπ. 2502_{141}.
Ὁρμασίλας προστατ. 2502_{146}.
Πολυκράτης ναοπ. 2502_{141}, 2504 A $_{17}$.
Σάτυρος Σιμάκου διδ. 2563_{36}.
Σίμακος Μενεκράτου κωμωιδ. 2564_{68}, 2565_{70}.
Σίμακος π. Σατύρου 2563_{36}.
Στράτιος Κόμωνος χορ. κωμ. 2566_{72}.
Φίλις [!] *ναοπ.* 2502_{149}.
Φίλλις 2504 A l. $_{19}$.
Φίλλις ναοπ. $2502_{77.\ 142}$.
Φιλοκλῆς π. Φίλωνος 2581_{309}.
Φίλων Φιλοκλέους 2581_{309}.
Χρέμων 2504 A l. $_{35}$.

Ἀργεῖοι ἐξ Ἄργευς τοῦ Ἀμφιλόχου.

Θεόδωρος ἱερ. 2529_{4}.
Λαμίσκος ἱερ. 2530_{5}.
Σιμίας 2804_{2}.

Ἀργυριππανοί.

Σάλσιος s. Ταγύλλιος.
Ταγίλος s. Ταγύλλιος.
Ταγύλλιος, Σάλσιος, Ταγίλου υἱός 2581_{64}.
Ταγύλλιος, Ταγίλος, π. Σαλσίου 2581_{65}.

Ἀρεθούσιος Μακεδών.

Πολυδάμας 2762_{2}.

Ἀρεθούσιοι ἐκ Χαλκιδικῆς.

Θεόδωρος -δίκου 2761_{2}.
-δικος π. Θεοδώρου 2761_{3}.

Ἀρκάδες.

Αἰχμέας π. Νικαγόρα 2564_{28}.

Ἀλέξανδρος π. Πολυμνήστου 2563_{10}.
Ἀλεξίας Ἀσκλαπίχου αὐλητ. 2564_{53}.
Ἀλκῖνος π. Ἐπηράτου 2564_{22}.
Ἀπολλ . . . . . π. Νέωνος 2564_{32}.
Ἀπολλογένης Ὀρθαγόρα τραγ. 2564_{51}.
Ἀριστείδης π. Κλειτορίου 2563_{11}, 2564_{10}, 2566_{8}.
Ἀριστόξενος π. Καλλικράτους 2564_{27}.
Ἀρχέτιμος π. Ξεννία 2566_{26}.
Ἄρχων π. Καλλισθένους 2564_{23}.
Ἀσκλάπιχος π. Ἀλεξίου 2564_{53}.
Γόργος π. Φιλινίωνος 2566_{28}.
Δεινοκράτης π. Ὕμνου 2565_{33}.
Ἐξαίνετος π. Πειθία 2566_{54}.
Ἐπαίνετος π. Μοσχίωνος 2564_{59}.
Ἐπήρατος Ἀλκίνου π. χορευτ. 2564_{22}.
Θεόχαρις Ἱεροκλέους π. χορ. 2564_{25}.
Ἱεροκλῆς π. Θεοχάριος 2564_{25}.
Καλλικράτης Ἀριστοξένου π. χορ. 2564_{27}.
Καλλισθένης Ἄρχωνος π. χορ. 2564_{23}.
Κλειτόριος Ἀριστείδου ῥαψωιδ. 2563_{11}, 2564_{10}, 2566_{8}.
Λύσιππος Ξενοτίμου διδ. αὐλητῶν 2566_{17}.
Μαντίας Πρωτογένου 2609_{3}.
Μοσχίων Ἐπαινέτου διδ. 2564_{59}.
Νέων Ἀπολλ . . . . . ἀν. χορευτ. 2564_{32}.
Νικαγόρας Αἰχμέου π. χορ. 2564_{28}.
Νικάδας π. Νικαία 2564_{15}.
Νικαίας Νικάδα αὐλητ. 2564_{15}.
Ξεννίας Ἀρχετίμου παῖς χορ. 2566_{26}.
Ξενότιμος π. Λυσίππου 2566_{17}.
Ξένων Σατύρου παῖς χορ. 2566_{27}.
Ὀρθαγόρας π. Ἀπολλογένους 2564_{51}.
Πειθίας Ἐξαινέτου διδασκ. 2566_{54}.
Πολύμνηστος Ἀλεξάνδρου ῥαψ. 2563_{10}.
Πρωτογένης π. Μαντία 2609_{4}.
Σάτυρος π. Ξένωνος 2566_{27}.
Ὕμνος Δεινοκράτου ἀν. χορευτ. 2565_{33}.
Φιλινίων Γόργου παῖς χορ. 2566_{28}.

Ἁρμονιεύς.

-φόδοτος ἱερ. 2528_{3} (*Νυμφόδοτος*?).

Ἀρσινοεῖς.

Ἀριστοκλῆς 1853_{10}.
Βουθήρας ἱερ. 2530_{3}.
Δάμων π. Λέωνος 1908_{12}.
Εὔδαμος ἱερ. 2529_{6}.
Εὔδαμος Τιμαίου 1853_{2}.
Λέων Δάμωνος 1908_{12}.
Ξενίας 1908_{12}.
Τιμαῖος π. Εὐδάμου 1853_{2}.

ἀπὸ Ἄσσου Αἰολεῖς.

Διονυσοφάνης π. Ἰσιδώρου 2581_{315}.
Ἰσίδωρος Διονυσοφάνεος 2581_{314}.

Ἀσχειεῖς.

Ἀριστόβουλος π. Λεοντίχου 2581_{150}.
Λεόντιχος Ἀριστοβούλου 2581_{150}.

Ἀτράγιοι.

Ἀλέξανδρος π. Θρασυλόχου 2581_{165}.
Θρασύλοχος Ἀλεξάνδρου 2581_{165}.

Αὐγαιεῖς.

Λέων Λύκου 1985_{7}.
Λύκος π. Λέωνος 1985_{7}.

Ἀχαιοί.

Ἀγασικράτης ἱερομν. $2504_{6.\ 32}$, r. $_{12}$.
Δίων Θευδώρου [κωμωιδός] 2563_{52}.
Θεύδωρος π. Δίωνος 2563_{52}.
Κλεώνυμος τραγ. 2566_{57}.
Πυθόδωρος ἱερομν. $2504_{6.\ 32}$, r. $_{13}$.

Βεροιαῖοι.

Ἀπολλωνίδης π. Σιμωνίδου 2536_{6}.
Ἅρπαλος Πολεμαίου ἱερ. 2536_{5}.
Ἄσανδρος Μενάνδρου $2071_{2.\ 6}$.
Μένανδρος π. Ἀσάνδρου 2071_{2}.
Πολεμαῖος π. Ἁρπάλου 2536_{6}.
Σιμωνίδης Ἀπολλωνίδου ἱερ. 2536_{6}.

Βιθυνοί.

Βίας $2738_{11.\ 12}$.
Λαοδίκα βασίλισσα, βασιλέος Μιθραδάτου $2738_{6.\ 27.\ 35}$.
Νικομήδης βασιλεύς, π. Νικομήδεος βασιλέος $2738_{6.\ 27.\ 31}$.
Νικομήδης [III] *βασιλεύς, βασιλέος Νικομήδεος* $2738_{6.\ 27.\ 30.\ 35}$.

Βοσπορῖται.

ἐγ Βόττου Αἰτωλοί.

Βουκατιεύς.

Βούριοι.

Βούττιος.

Λεοντομένης 1993$_{9}$.

Βρεντεσῖνοι.

Γάιος s. Στατώριος.
Στατώριος, Γάιος Γαΐου υἱός 2581$_{69}$.
Στατώριος, Γάιος π. Γαΐου 2581$_{69}$.

Βυζάντιοι.

Αἰνησίδημος ἀν. χορευτ. 2563$_{27}$.
Ἀριστείδας π. Ἀμύντορος 2605$_{2}$.
Ἀμύντωρ Ἀριστείδα 2605$_{2}$.
Γέρων π. Χαρίνου 2566$_{13}$.
Χαρῖνος Γέροντος κιθαρωιδ. 2566$_{13}$.

Γαργαρεῖς.

Εὔβουλος π. Μοσχίωνος 2565$_{61}$.
Μοσχίων Εὐβούλου διδ. 2565$_{61}$.

Γυρτώνιοι.

Ἀγέπολις Εὐετήρου 1720$_{6.8}$.
Ἀμυθάων Ἀμφιλόχου 2599$_{3}$.
Ἀμφίλοχος Πολυΐδου 2599$_{2}$.
Εὐέτηρος π. Ἀγεπόλιος 1720$_{6}$.
Εὐκλείδας Θεοδότου 1720$_{2.8}$.
Θεόδοτος π. Εὐκλείδα 1720$_{2}$.
Μυρτίλος 2580$_{23}$.
Πολύιδος π. Ἀμφιλόχου 2599$_{2}$.
Φρυνώνδας 2502$_{72}$, 2504 A l.$_{9}$.
Φρυνώνδας προστατ. 2502$_{85}$.

Δαυλιεῖς.

Ἀγασέας π. Αὐτοκράτεος 1686$_{15}$.
Ἀγέλαος 1969$_{22}$.
Ἀγέστρατος 1969$_{13}$.
Αἰσχρίων 1969$_{21}$.
Ἀλεξικράτης π. Κλευβούλου 2148$_{6}$.
Αὐτοκράτης Ἀγασέα 1686$_{15}$.
Δαμόνικος 1969$_{18}$.
Εὔξενος 1969$_{22}$.
Ἱπποκλῆς 1969$_{23}$.
Κλεύβουλος Ἀλεξικράτεος 2148$_{5.15.17}$.
Μνάσων 1969$_{13}$.
Ὀλυμπίων π. Πολυξένου 2148$_{1}$.
Πολύξενος Ὀλυμπίωνος ἄρχ. ἐν Δαυλίαι 2148$_{1}$.
Πύσταχος 1969$_{22}$.
Σίμαχος π. Σωτίωνος 1969$_{4}$.
Σωσύλος 1969$_{22}$.
Σωτίων Σιμάχου 1969$_{4.9.10.12.15}$.

Δεξιεῖς.

Διω[...] 1818$_{6}$.
Πολεμίτας 1985$_{9}$.
Σύμμαχος 1985$_{9}$.
Τιμάγορος 1818$_{1.3}$, 1985$_{9}$.

Δημητριεῖς.

Γένθιος Φρασισθένους ἱερ. 2536$_{10}$.
Γλαύκιππος π. Ἱππάρχου 2581$_{60}$.
Ἵππαρχος Γλαυκίππου 2581$_{60}$.
Νίκων π. Χαρικλέος 2536$_{10}$.
Φρασισθένης π. Γενθίου 2536$_{10}$.
Χαρικλῆς Νίκωνος ἱερ. 2536$_{10}$.

Δόλοπες.

Δατυιάδης π. Συάγρου 2536$_{11}$.
Σύαγρος Δατυιάδου ἱερ. 2536$_{11}$.

Δρυμιεύς.

Τηλεφάνης στραταγέων τῶν Φωκέων 1712$_{1}$.

Δρυοπαῖοι.

Ἀριστοκλέα (masc.) Εὐξιθέου 2027$_{3}$.
Δωρόθεος Λύκου 1863$_{2}$.
Εὐξίθεος π. Ἀριστοκλέας 2027$_{4}$.
Λύκος π. Δωροθέου 1863$_{2}$.

Δυμᾶνες.

Φιλόνικος 1851$_{12}$.
Φιλόνικος ἀγωνοθετέων [τῶν Λοκρῶν] 1842$_{1}$.

Εἰλαῖος.

Πολέμαρχος ἱερ. 2527$_{3}$.

Εἰτεαῖος.

Δαμοκράτης ἱερ. 2530$_{4}$.

Ἐλατεῖς.

Ἀντικράτης 2214$_{20}$.
Ἀριστοκράτης Κλεωνύμου 2214$_{10.13}$.
Ἀρχώνδας Βουλάρχου 2214$_{19}$.

Ἠλεῖοι.

Ἠπειρῶται.

Ἡρακλειῶται.

ἐξ Ἡρακλείας Αἰτωλοί.

Θαυμακοί.

Θελφούσιοι (= Θελπούσσιοι).

Θεσπιεῖς.

Θεσσαλοί.

Θεσσαλονικεῖς.

Θεσπιεῖς.

Θηβαῖοι.

Θηβαῖοι Ἀχαιῶν Φθιωτῶν.

Θηραῖοι.

Θισβεῖς.

ἐκ Θουρίας Μεσσάνιοι.

Θούριοι.

Θρᾶικες.

Θρονιεῖς.

Θυῤῥειεύς (Ἀκαρνάν).

ἐξ Ἰθώμας Μεσσάνιοι.

Ἰλιεῖς.

Ἰουλιάτας.

Ἱππωνιεῖς (Λοκροὶ ἐκ τῶν Ἐπιζεφυρίων).

Ἴσιοι.

Ἱστιαιεῖς.

Καλλιπολῖται.

ἐγ Κορκύραι.

Λαδέκτας Λεω- 2580$_{109}$.
Λεω- π. Λαδέκτα 2580$_{109}$.
Μνασι- 2580$_{109}$.

Κοροφαῖος.

Φειδόλας ἱερομν. 2502$_{155}$.

Κορωνεῖς.

Ἀθανίας Ἐπαινέτου 2581$_{253}$.
Ἀθανίων π. Μνάσωνος 2580$_{25}$.
Δεξίαρος π. Φιλοκράτεος 2581$_{210}$.
Διονυσόδωρος π. Μίκκωνος 2581$_{252}$.
Ἐπαίνετος π. Ἀθανία 2581$_{254}$.
Ἐπιχάρης Καλλίππου 2581$_{209}$.
Εὔμηλος π. Ὀλυμπίχου 2581$_{209.\,252}$.
Κάλλιππος π. Ἐπιχάρεος 2581$_{209}$.
Μίκκων Διονυσοδώρου 2581$_{252}$.
Μνάσων Ἀθανίωνος 2580$_{25}$.
Ὀλύμπιχος Εὐμήλου 2581$_{209.\,251}$.
Φιλοκράτης Δεξιάρου 2581$_{210}$.

Κοτταεῖς.

Θεόδωρος ἱερ. 2529$_{5}$.
Κλευμένης Κρεύθωνος 2598$_{2}$.
Κρεύθων [?] π. Κλευμένεος 2598$_{2}$.

Κράνιοι ἐκ Κεφαλλανίας.

Ἀρίστων 2580$_{13}$.
Δαμολέων π. Λέοντος 2679$_{2}$.
Δαμόφιλος Δαμοφῶντος 2580$_{14}$.
Δαμοφῶν π. Δαμοφίλου 2580$_{14}$.
Λέων Δαμολέοντος 2679$_{2}$.
Σατυρίων 2580$_{13}$.

Κραννώνιοι.

Μαρσύας Φα- 2580$_{134}$.
Ὀρέστας ναοπ. 2502$_{73}$, 2504 A l. $_{10}$.
Φα- π. Μαρσύα 2580$_{134}$.

Κρῆτες.

Ἀνδρότιμος π. Νεάρχου 2744$_{3}$.
Νέαρχος Ἀνδροτίμου 2744$_{3}$.

Κυθήριοι.

Κλεόστρατος π. Στρατοκλέους 2564$_{33}$, 2565$_{45}$.
Στρατοκλῆς Κλεοστράτου ἀν. χορ. 2564$_{33}$, 2565$_{45}$.

Κυμαῖος.

Ἀριστοκράτης 2727$_{3.\,8}$.

Κυναιθεῖς.

Ἀλέξιππος Δεινομένου παῖς χορ. 2566$_{34}$.
Δεινομένης π. Ἀλεξίππου 2566$_{34}$.
Ἵππακος π. Μικύλου 2566$_{31}$.
Μικύλος Ἱππάκου παῖς χορ. 2566$_{31}$.

Κύπριοι.

Ἀνταγόρας Δημοσθένους 2648$_{1}$.
Δημοσθένης π. Ἀνταγόρα 2648$_{1}$.

Κυραιεῖς.

Δάμυλλα 1842$_{3}$.
Εὔανδρος 1842$_{2}$.
Ξενίας Εὐάνδρου 1842$_{3}$.
Σωκράτεια Εὐάνδρου 1842$_{4}$.

Κυρηναῖοι.

Εὔδοξος π. Πολυαράτου 2563$_{57}$.
Πολυ[ά]ρατος Εὐδόξου [κωμῳδ.] 2563$_{57}$.

Κυτινιεῖς.

Ἀνδρόβολος 2116$_{18}$.
Δάμων ἱερ. 2528$_{5}$.

Κυφαιρεῖς.

Αἰτωλίων π. Ἀριστάρχου 2672$_{4.\,11}$.
Ἀρίσταρχος Αἰτωλίωνος 2672$_{4.\,11}$.

Κῷοι.

Φανταγόρας Φανταγόρα 2581$_{36}$.
Φανταγόρας π. Φανταγόρα 2581$_{36}$.

Λακεδαιμόνιοι.

Ἁγίας προστατ. 2502$_{65}$.
Διαικλῆς ναοπ. 2502$_{75}$.
Ἔρασις ναοπ. 2502$_{75}$.
Εὔθρεπτος ἱερομν. 2502$_{150}$.
Εὐμαθίδας π. Νίκωνος 2565$_{59}$.
Κλεοσιμένης (sieh Lautlehre) ναοπ. 2502$_{76}$.
Κλεοσιμένης προστάτ. 2502$_{118}$.

Σινωπεῖς.

Σκαρφεῖς.

Φυταιεῖς.

Φωκεῖς.

Ὠρώπιοι.

Personen unbestimmter Herkunft.

C. Sklavennamen.

(*Σώματα ἀνδρεῖα καὶ γυναικεῖα.*)

Von den näheren Bestimmungen, die dem Sklaven beigefügt zu werden pflegen, ist nur die Heimatsangabe berücksichtigt. Ich citiere nur die Nummern, nicht die Zeilen.

Ἀβροσύνα 1859.
Ἀγαθά 1742.
Ἀγαθαμερίς 1918, 1919.
Ἀγαθίας τὸ γένος ἐξ Ὀποῦντος 1882.
Ἀγαθόκλεια 1730, 1786.
Ἀγαθοκλῆς 1885, 1887, 1888, 1917.
Ἀγαθὼ τ. γ. Σύρα 2203.
Ἀγάθων 2246.
Ἀγάθων τὸ γένος Γαλάτας 1886.
Ἀγάθων τὸ γένος Μαιώτας 1992.
Ἀγαμήστωρ 1715.
Ἀγησώ 1761.
Ἀθηναΐς τ. γ. Γαλάτισσα τεχνῖτις 2154.
Ἀθηναΐς τὸ γένος Μακέτα 1925.
Αἰνήσα 1784.
Αἰολίς 1755.
Αἵρεσις 2266.
Ἀλεξάνδρα 2323.
Ἀλέξανδρος 1766.
Ἀλέξανδρος τὸ γένος Μακεδών 1720.
Ἀλέξιππος 2170.
Ἀλκυονίς 2253, 2305.
Ἀμβροσία 2023.
Ἀμβροσία τὸ γένος Σύρα 1905.
Ἀμμία 1830.
Ἀμμία τὸ γένος Ἰλλυρά 1854.
Ἄμμιλα 1928.
Ἄνα τὸ γένος Ἰλλυρά 2014.
Ἀνδριάς 1975.
Ἀνδρομένης 1879.
Ἀνθοῦσα 2338.
Ἀνθράκιον 1687, 1828, 1975.
Ἀνθράκιον τὸ γένος Φοίνισσα 1989.
Ἄνταλλος 1831.
Ἀντιγόνα 1788, 1929, 1956.
Ἀντιγόνα τὸ γένος Θρᾷσσα 2052.
Ἀντιγόνα τὸ γένος Ἰουδαία 1722.
Ἀντίμαχος 2277.
Ἀντιοχίς 1780.
Ἀντίοχος 2172.
Ἀξίωμα 2166.
Ἀπελλῆς 2288.
Ἀπολλόδωρος 1879, 1895.
Ἀπολλόδωρος υἱὸς Ἀθηναΐδος 2154.
Ἀπολλωνία 2185, 2199, 2200, 2221, 2310.
Ἀπολλώνιος 1945, 2202, 2299.
Ἀπολλώνιος τὸ γένος Μυσός 2065.
Ἀριστάθλα 2286.
Ἀρίστεια 1969.
Ἀρίστιον 1913.
Ἀριστοβούλα 1693.
Ἀριστόβουλος 1693.
Ἀριστόκληα 2213.
Ἀριστοκράτεια 1933.
Ἀριστόλα 1792.
Ἀριστονίκα σῶμα γυναικεῖον 1700, 1927, 1954.
Ἀριστονίκα τὸ γένος Μακέτα 1872.
Ἀριστώ 1776, 2051, 2069, 2077, 2292.
Ἀριστὼ τὸ γένος Βαστάρνα 1754.
Ἀρίστων 1784, 1954, 2087, 2207.
Ἀρίστων τὸ γένος Σαυνίτας 2000.
Ἄρκισα σ. γυν. 1818.
Ἀρκίσων υἱὸς Ἀρχῶς 2122.
Ἀρμένιος 1923.
Ἁρμοδίκα 2211.
Ἁρμοδίκα τὸ γένος ἐξ Ἐλατείας 1685.
Ἁρμονία τὸ γένος Λακεδαιμονία 1993.
Ἁρμὼ τὸ γένος Σύρα 2002.
Ἀρσινόα 1768, 2089, 2270.
Ἀρτεμιδώρα βασιλικὰ παιδίσκα (*Ἀττάλου*) 2001.
Ἀρτεμίδωρος 1758.
Ἀρτεμισία τὸ γένος Ἀσιαγενής 1739.
Ἀρτέμων τὸ γένος Γαλάτας 1881.

II. Geographische Namen.

A. Lokalitäten: Landschaften, Städte, Bezirke, Flüsse u. s. f.

B. Ethnika.

III. Kultische Namen.

A. Götter und Heroen.

B. Feste, Heiligtümer, kultische Verbände.

C. Monatsnamen.

Druck der Univ.-Buchdruckerei von E. A. Huth in Göttingen.